ARISTOTELIS QUI FERTUR

LIBER

DE REPUBLICA ATHENIENSIUM.

DE

REPUBLICA ATHENIENSIUM

ARISTOTELIS QUI FERTUR

LIBER

ΑΘΗΝΑΙΩΝ ΠΟΛΙΤΕΙΑ

POST KENYONEM EDIDERUNT

H. VAN HERWERDEN

ET

J. VAN LEEUWEN J. F.

ACCEDUNT

MANUSCRIPTI APOGRAPHUM,

OBSERVATIONES PALAEOGRAPHICAE

CUM TABULIS IV,

INDICES LOCUPLETISSIMI

LUGDUNI BATAVORUM

APUD A. W. SIJTHOFF

MDCCCXCI

PRAEFATIO.

Libri de Atheniensium republica olim deperditi sed huius anni initio a Kenyone e papyris, qui in Museo Britannico asservantur, editi auctoritas maxime quidem pendet a gravissima quaestione, utrum Aristoteles, cui tribuit quantum novimus tota antiquitas, non dissentientibus postea quam luci redditus est plerisque ut videtur philologis, re vera eius scriptor habendus sit, an ut tot alii libri summo philosopho adscripti nomen eius mentiatur; quae quo tempore non nisi fragmenta a serioribus historicis et grammaticis servata noveramus iam fuit Valentini Rose sententia, quam sententiam cognito integro sive paene integro opere (ab initio enim et a fine truncatum est) novis neque infirmis, nondum certe profligatis, argumentis nuper corroborarunt Fr. Cauer, J. van Leeuwen, H. Droysen, Fr. Ruehl, J. Schwarcz. Fac autem novis virorum doctorum investigationibus aliquando pro certo demonstratum iri *Ἀϑηναίων πολιτείαν* gravissimo auctore prorsus indignam esse: ne sic quidem facile quisquam negabit novum hunc librum multis nominibus studiis historiae antiquitatisque Atticae et litterarum Graecarum utilem esse praedicandum. Scriptus enim puro sermone Attico, itaque aut ab Atheniensi aut saltem ab homine qui magnam vitae partem trivisset Athenis, saeculi quarti a. Chr. parte posteriore (329/8—325/4), inde a capite XLII testis est locupletissimus institutionum politicarum, quae ipsius aetate in clarissima urbium Graecarum vigebant; antegressa vero de antiquiore Atheniensium re publica expositio, quamvis caute adhibenda, multas tamen res continet aliunde incognitas, ex quibus bonam partem tuto credi posse nemo sanus

dubitabit, velut quae longe plenius quam Thucydides de quadringentorum imperio enarravit scriptor, diligentissime usus titulorum Atticorum, quos verbo tenus exscribit, testimoniis; adde quod haud ita pauca nova archontum eponymorum nomina in hac operis parte occurrunt aliaeque notitiae, quibus antiquiorum temporum rationes singulariter adiuvantur, et cum aliae res inveniuntur per se admodum probabiles tum praesertim quae de IX archontibus non simul, sed progrediente tempore, creatis scriptor cap. III sagaciter et luculenter exposuit. Grati autem agnoscamus eum in enarranda vita Solonis e limpidissimo fonte hausisse, plurimos sapientissimi legum latoris optimique poetae afferentem versus partim hucusque incognitos, atque ipsum pura sua dictione et simplici inaffectatoque scribendi genere boni Atticismi auxisse monumenta. Si autem satis constiterit non Aristotelem, sed hominem artis historicae parum peritum hunc de Atheniensium re publica librum composuisse, vel sic novum inventum rerum Graecarum cognitioni haudquaquam inutile fore iure observatum est, quandoquidem multae res, quae hucusque ob summam Stagiritae auctoritatem pro certissimis habebantur, novo et severiori examini subiciendae fuerint.

Quae cum ita sint, nemo infitias ibit ante omnia opus esse emendatiore corruptissimi libri editione. Licet enim quicumque manuscripti Londinensis editionem phototypicam oculis suis perlustrat vehementer admiraturus sit primi editoris industriam patientiam peritiam palaeographicam, quibus adiutus papyri quatuor manus lectu difficillimas felicissime agnovit, vix tamen opus affirmare eum non ubique in molestissimo labore aeque fuisse felicem, nec sane mirandum partim fortasse nimia edendi festinatione factum esse, ut plurimos in supplendis lacunis et corrigendis lectionibus corruptis aut male agnitis committeret errores, quos sane textu semel constituto aliis longe facilius est deprehendere et tollere quam ei qui primus ex manuscripto situ ac madore depravato edit ubique evitare. Hoc tantum miramur, quod in altera editione (quae priorem proxime subsecuta est) praeter pravorum accentuum, quibus illa scatet, bonum numerum tam pauca menda a Kenyone correcta sunt.

Ipse, cum praesertim imago papyri phototypica bibliopolae Londinensis socordia me deficeret, magna rei difficultate deterritus huius libri denuo edendi consilium iam abieceram, cum aestimatissimus col-

lega Leidensis, qui me felicior exemplar eius imaginis nactus quam diligentissime illud descripserat, mihi proposuit ut una secum opus quantumvis arduum periclitarer. Quam conditionem confestim ambabus arripui, ita tamen ut illi, meliore adiuto apographo, primas in paranda hac editione critica partes tribuerem, consiliarii fere et adiutoris partibus ipse contentus. Is igitur de rebus dubiis identidem mecum per litteras transigens et disputans textum sicut inter nos convenerat constituit notulasque subscripsit, adiecta in paginis sinistris transscriptione sua, in qua accurate, quantum fieri poterat, servavit papyri similitudinem, eius compendia retinens, singulos distinguens columnarum versus, et litteras, quot legi non amplius possent, totidem punctis significans, quo facilius quaecumque supplevimus correximusque a lectore ubique examinari et diiudicari possent. Quam transscriptionem ipse, nactus deinde editionem phototypicam, quantum oculi aetate paullo hebetiores permittebant, ad illam exegi, nec fere quidquam invenire potui, quo amicum meum erroris convincerem, ita ut quin optimum emendandi fundamentum hoc labore adepti simus nequeat dubitari. Eidem debetur commentatio palaeographica cum tabulis phototypicis, adiectaque corollarii instar grammatici cuiusdam introductio in Demosthenis orationem Midianam, quam commemoravit Kenyon in adnotatione ad pag. 69 ed. suae. Ego contra primariam fere operam collocavi in conficiendis indicibus quam locupletissimis, quia existimabam dictionis Graecae lexicon cum universis litteris profore tum vero ad operis originem investigandam conducere posse.

Quoniam qua aetate Atheniensium Respublica perscripta sit ex ipso libro constat, in editione nostra etiam invito manuscripto admisimus eam orthographiam, quam saeculo quarto a. Chr. Athenis in usu fuisse titulorum testimoniis compertum est, ita tamen ut aequalitati studentes, ubi papyrus duas eiusdem vocabuli formas aeque legitimas, velut *αἰεί* et *ἀεί*, *Πειραιέως* et *Πειραιῶς*, *ἐπιμέλομαι* (rarius in ms.) et *ἐπιμελοῦμαι* (cf. Meisterhans² p. 132), exhiberet, indicia quaedam secuti alteram praeoptaremus [1]), neque eo delaberemur, ut veterum in addendo omittendove *N* paragogico neglegentiam cum papyro et titulis imitantes vilipenderemus grammaticorum de huius litterae usu praecepta, aut ex inscriptionibus introduceremus ne constantes quidem mutarum

[1]) Videantur quae ad XV^{34} annotata sunt (in pagina 78).

finalium ante sequentes liquidas mutationes assimilationesque. Eodem aequalitatis studio ducti (quod erunt fortasse qui improbent) p. 37, 21 et 25 ed. nostr. pro insolitis apud hunc scriptorem crasibus τἀδελφοῦ et τἀδελφῷ reposuimus τοῦ ἀδελφοῦ et τῷ ἀδελφῷ; sed p. 61, 9 servavimus καλὸς κἀγαθός, qua crasi constanter omnes utebantur. Dedimus autem, ut illius aevi mos postulat, p. 3, 9 ἠργαζόμην, licet perfectum eadem aetate fuerit εἴργασμαι; praeterea ubique γίγνομαι et γιγνώσκω, in quibus verbis passim papyrus e sequiore usu litteram Γ omittit, p. 7, 2 σύμμειξις, et 43, 6 ἀναμεῖξαι, p. 131, 23 et 151, 12 ἐκτείσῃ, p. 147, 20 ἀποτεῖσαι, p. 41, 9 Τεισάνδρου, p. 39, 1 et ubique Μουνιχία, quae constans est titulorum scriptura pro Μουνυχία, p. 19, 18 ἐβούλετο pro manuscripti lectione ἠβούλετο, quam formam tituli non agnoscunt ante saeculum III, p. 27, 3 ηὐδοκιμηκὼς pro εὐδοκιμηκώς, p. 39, 15 ηὐπόρησαν pro εὐπόρησαν, et p. 15, 23 ex ipsius papyri auctoritate ηὔθυνεν. Porro ubique revocavimus formam trisyllabam verbi ἐθέλω, quam plerisque locis servavit ms., apocopa usi ubi longa vocali finitur praecedens vocabulum. Summa autem constantia papyrus exhibet formas antiquas λητουργῶ et λητουργία, quae in recentioribus libris in formas novitias λειτουργῶ et λειτουργία corrumpi assolent, similiterque paene semper servavit ἐάν et ἐπειδάν, quare locis paucissimis ubi ἄν, quod a pedestri oratione, vel ἐπάν, quod a sermone Attico alienum est, occurrit, has formas in illas refinximus. Usurpasse nostrum formam antiquiorem κλῄω, quae in titulis post a. 380 cedit recentiori κλείω, luculenter docet συγκλῄσαντες p. 31, 1 et κλῇς p. 111, 12, quare longam vocalem alibi quoque praetulimus, velut 39, 25 κατακλείσας et 57, 11, ubi in ms. est κατακλισθεισ (sic). Difficultatem aliquam nobis et dubitationem peperit frequens etiam in aliis veterum libris confusio vocabulorum στρατεία et στρατιά, quia στρατιά pro στρατεία dictum teste Meisterhansio Gr.[2] p. 43, 379 legitur in CIA. 40, 22, et apud nostrum p. 83, 14 anceps est inter utramque vocem optio; sed nihilominus reliquis locis ubi luculenter *expeditio*, non *exercitus* significatur, etiam invito papyro praetulimus diphthongum. Titulorum autem, quod dixi, orthographiam secuti in scribendo μεῖξαι τεῖσαι et si quid eodem pertinet, fortasse minus recte fecimus, quod diphthongum cum papyro retinuimus in voce υἱός, quae in inscriptionibus saec. IV[ti] constanter secunda vocali caret; verum ita, quod nemo adhuc editor quantum novimus fecit, eadem vocalis exi-

menda nobis fuerat e terminatione feminina participii Perfecti activi -*ΥΙΑ*, id quod sane ex manuscripti auctoritate facere licebat, vid. III^{22}. Sequiorem accusativi formam *ἱππεῖς* sim. mutavimus in *ἱππέας*, quam ipse papyrus servavit XXVI^{3}; sed p. 41, 2 intactum reliquimus *υἱεῖς*, quod fortasse in *ὑ(ι)οὺς* mutari debuerat (vid. Meisterhans^{2} p. 113, 1037 sq.); casu autem demoticum *Κολυττεύς* p. 47, 2 in *Κολλυτεύς* refingere neglеximus, licet idem vitium sustulerimus p. 29, 1. Vix autem opus est monere, — ne tamen harum minutiarum aliquid catalogo desit monebo, — tacite nos ubique correxisse librariorum errores, quotquot vitiosa pronuntiatio peperit, quales sunt *πολειτία*, *Ἀρειοπαγεῖται*, *Εὐμηλείδης*, *Πισίστρατος*, *Κλιτοφῶν*, *Ἀλκμεονίδαι* similesque, et *τέτταρες* pro *τέσσαρες* similiaque passim restituisse. Tandem permultis locis positos a Kenyone accentus emendavimus, quo magis dolemus ex illius recensione in nostram propagata esse *Ἐπιλυκεῖον* p. 7, 4, 5, *Γόργιλος* p. 35,8, *Ἐρετρίαν* p. 29,11, 73,6, *Θέρμαιον* p. 29,9 et *Ἐλευσίνοθεν* p. 91,13, pro quibus reponantur *Ἐπιλύκειον*, *Γοργίλος*, *Ἐρέτριαν*, *Θερμαῖον*, *Ἐλευσινόθεν*.

Scripsi Ultraiecti
ineunte mense Augusto 1891.

H. VAN HERWERDEN.

Notae, quas librarii adhibuerunt, in transscriptione aliquot locis non recte sunt indicatae:

II^{6} *ταυτην* leg. *ταυτ̀*. Ibid. *και* leg. *κ'*. Item III^{24} et VII^{22}.

II^{11} *αδικειται νομον* leg. *αδικειτ̀ νομ*^{o}.

II^{12} *ολιγων* leg. *ολιγ*$^{\omega}$.

II^{14} *στασεωσ* leg. *στασε*$^{\omega}$.

II^{34} *υποπο..σαμενον* leg. *υποπο..σαμ'ον*.

III^{2} *ενδεκα κ'* leg. *ενδεκα και*. Item XI^{17} *κ' τριτωι* leg. *και τριτωι*.

V^{38} *εδεχοντο* leg. *εδ'χοντο*.

VI^{24} ...*νεται* leg. ...*νετ̀*.

VI^{26} *την* leg. *τ̀*.

XI^{19} *ελθοντοσ* leg. *ελθοντ*^{o}.

XII^{27} *δ'κα* leg. *δεκα*. Contra XII^{32} *δ'* leg. *δε*.

Praeterea in eadem hos errores corrigat lector benevolus:

I^{32} in fine versus deleatur punctum utrumque, nam littera ϱ videtur esse ultima.
II^{3} post πϱυτανεισ unum punctum scribi debuerat, non tria, evanuit enim particulae και nota κ'.
II^{23} post ολωσ addendum est αει.
III^{22} ναυκϱαϱοι leg. ναυκϱαιϱοι.
III^{39} ιδια leg. ἴδια.
      λ   ι λ
V^{42} ϱαικηδοσ leg. ϱακηδοσ.
IX^{1} ειτα leg. επειτα.
IX^{8} κατεστησεν leg. κατεστησε.
IX^{21} σ'αμαϱτανον leg. σ'εξαμαϱτανον.
IX^{45} ιωσιν leg. ιωσι.
X^{22} μ leg. μ̀.
XXII^{35} απογϱαφ˥ leg. απογϱα˥.

Ad textum a nobis constitutum nihil horum refert, sed pertinet quod VII^{41} *Λακεδαιμονι*^{ω} (id quod e coniectura emendavit vHerwerden) in papyro esse videtur et fortasse XI^{41} in eo legitur non τα παϱαυτικα sed το παϱαυτικα, quod in textu dedimus. Sero autem intelleximus IV^{6} in manuscripto non *ΝΩΠΟΥ* sed *ΝΩΣΟΥ* litteras extare (insolite formatum est sigma), unde vLeeuwen supplevit [λέγω]ν ὡς οὐ[χ ἥξ]ει δέκα ἐτῶν, quam veram esse lectionem apparet ex iis quae sequuntur: οὐ γὰϱ οἴεσθαι etc. — Nomen proprium *Canopi* hinc alienum esse, quoniam Soloni κατὰ θεωϱίαν peregrinanti parum profuisset in una illa urbe commorari, ipsum autem urbis nomen Attice non Κάνωπον sed Κάνωβον fuisse scribendum, observaverat vHerwerden in Phil. Wochenschr.

Recensionem autem nostram et annotationes diligenter perlustrantes praeter vitiosos qui supra notati sunt accentus et formam Κολυττεύς hos deprehendimus errores:

Pag. 5, 4 πατϱία leg. πάτϱιος, item in annotatione.
„ 15, 13 φυλοβασιλῆς leg. φυλοβασιλεῖς.
„ 23, 26 ὧν leg. τῶν cum ms.
„ 30 in annot. ad vs. 13 post θεσμοῖς deleatur uncinus.
„ 37, 21 δέδωκε leg. δέδωκεν.
„ 123 in annot. ad 57 bis corrigatur ἐπιβάλλουσι pro ἐμβάλλουσιν.
„ 155, 23 δημοσία leg. δημοσίᾳ.

1) In Ἀθηνᾶς 1891 vol. III.

Annotationibus addimus haec:

Pag. 3, 2 *οἱ νεκροί.* Kontos [1]) vult *αὐτοί,* sed certa in papyro videtur littera *ρ*; quod vero haeret in hac articuli sede vanum est, nec ipse 9, 9 nobiscum rescribere dubitavit *ὁ ζευγίτης δέ.*

" 3, 8 *ἀντί.* Kontos mavult *ἀπό,* quod coni. Blass.

" 5, 5 *γίγνεσθαι* (ms. *γι.εσ^θ*). Kontos coni. *γενέσθαι,* fortasse recte.

" 5, 11 sq. *ὁποτέρως ποτ' ἔχει.* Idem confert Aristot. II 345, 24 III 489, 5. 532, 9 ed. Didot.

" 5, 12 Idem coni. *διαφέρει ὥς γ' ἐν τούτοις τοῖς χρόνοις,* sed vocula *γε* nusquam hic scriptor usus est.

" 7, 12 contra ms. pro *κυρίως· ἡ γὰρ* Kontos legi iubet *κυρία ἦν· ἡ δέ.*

" 7, 20 pro *δέκα* (*I*) Kontos coniecit *τριακοσίων* (*T*); item Niemeyer [1]). Vide ne sit iusto maior ut illis temporibus pecuniae summa.

" 11, 3 *ἐν μετρίοισι τ[ίθεσ]θε.* Kontos *ἐν μετρίοις τ[έρπεσ]θε.*

" 11, 7 *τήν τε φ[ιλαργυρ]ίαν.* Praefert idem, cl. Plut. Sol. 14, *φ[ιλοχρηματ]ίαν,* quod si verum esset vocula *τε* foret delenda.

" 11, 17 [*εἶτα μετ'*] *οὐ πολὺ.* Kontos [*καὶ μετ'*] *οὐ πολὺ.*

" 13, 13. Bywateri coniecturam *γῆς* pro *τῆς* inutilem esse demonstrat Kontos, vulgatam plurimis exemplis tuitus.

" 13, 21 *εὐλογώτερον <τὸ> τοῖς μέτροις διηρῆσθαι* lege cum Konto.

" 15, 14 sq. Idem *δώδεκα. καθ' ἑκάστην δ' ἦν τῶν* forsan recte.

" 15 21 Idem *πρότερον. <ὅθεν> ἐπίσκοπος οὖσα τῆς πολιτείας* [*τά τε ἄλλα τὰ πλεῖστα*] *καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει,* non male, modo *ὅθεν* esset in papyro. Optime vero Houtsma [2]) *ἐπεστάτει γὰρ καὶ τὰ πλεῖστα καὶ τὰ μ. τ. π. διετήρει* coll. 99, 14.

" 17, 11 [*τιμ*]*ω*[*ρεῖσθαι*]. Kontos *λαμβάνειν δίκην* cl. Plut. Sol. 17, non favente papyro.

" 17, 17 sq. *τῆς κρί*[*σεως ὁ δ*]*ῆ*[*μος ἦ*] *κύριος.* Kontos *τῆς κρίσεως ὑπάρχῃ ὁ δῆμος κύριος,* invito papyro.

" 19, 5 *ἀγούσας.* In coniecturam *ἄγον* incidit etiam Papabasileios [3]).

---

[1]) Neue Jahrbücher f. Ph. u. P. 1891.

[2]) In Phil. Wochenschr. 27 Juni 1891.

[3]) In *Ἀθηνᾶς* 1891 vol. III.

Pag. 21, 19 papyri lectionem δηιον vix recte tuetur Kontos.

" 21, 24 [πάλιν — πενήτ]ων. Pro πάλιν idem mavult λέγει, fortasse recte.

" 23, 1 ἐγὼ χρεῶν μὲν οὕνεκ' ἐξαγώγιμον | δῆμόν τι τούτων πρὶν τυχεῖν ἐρρυσάμην (hoc cum Herwerdeno) tentat Houtsma. Niemeyer autem οὕνεκ' ἐξανήγαγον (hoc cum vLeeuwen) | δῆμον τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην; hac addita interpretatione: *und ich, liess ich denn nach, bevor ich alles dass erreicht weswegen ich das volk zum kampf geführt?* Sed verbum ἐξανάγειν num ita adhiberi potuerit dubitamus.

" 23, 17 sero vidimus iam Bergkium ante Herwerdenum coniecisse διήνυσ'. Kontos praefert μετῆλθον.

" 25, 9 οὐκ ἐπέστησαν. Kontos οὐ κατέστησαν, quod etiam Herwerdeno in mentem venerat, qui tamen propter proxime praegressum τῆς πόλεως illud ferri posse iudicabat.

" 27, 8 δευτέρῳ. Bauer [1]) τετάρτῳ verum ducit.

" 27, 21 ταῦτα. Bauer p. 51 ταύτην probabiliter, referens ad τὴν πρώτην κατάστασιν.

" 29, 6 ἔτει — ἑβδόμῳ. Dubitat vHerwerden an μηνὶ — ἑβδόμῳ dederit scriptor. De re cf. Bauer l. l. p. 52 sqq.

" 29, 7. Quod in annotatione suspicabamur τὴν ἀρχὴν excidisse, eadem est Konti opinio.

" 29, 18 ἐξοπλισίαν. Papyri formam permiram εξοπλασιαν titulorum quorundam ope tuetur Kontos l. l. p. 359. Mox vs. 19 idem feliciter [τῆς δὲ φωνῆς ἐχάλα]σεν μικρόν, coll. Luc. bis Accus. 21 Aelian. H. Animal. XII 46. Minus arridet Houtsmae coniectura τὴν δὲ φωνὴν κατέκλασεν μικρόν.

" 31, 4 ἐπιστατεῖν τῶν ἰδίων, τῶν δὲ coniecit Kontos. Non favet ms.

" 31, 9 τ[αῖς ὁμιλίαις]. Kontos τοῖς κοινοῖς, quo vix expletur spatium; quod idem valet de Houtsmae coniectura τοῖς ἤθεσι (confert 33, 8), in qua praeterea incommoda est praepositio ἐν.

" 31, 20 τοιαύτης γάρ. Recte fortasse δέ requirit Kontos, qui vs. 22 non πρεσβύτην inserit sed ταλαιπώρως. Sed verum esse πρεσβύτην cum apparet ex proverbiorum collectione ab ipso laudata, ubi legitur ἰδόντα πρεσβύτην πέτρας καὶ λιθώδεις τόπους

---

[1]) *Lit. u. Hist. Forschungen* p. 46.

ἐργαζόμενον πέμψαντα τὸν οἰκέτην πυνθάνεσθαι etc., tum nobiscum intellexit Houtsma coll. Zenob. IV 76.

Pag. 31, 22 τὸν πα[ῖδα]. Papabasileios invito papyro τῶν περὶ αὐτόν τιν'. Verum nos vidisse docet locus modo allatus.

„ 33, 4 [ἐτ]ήρει τὴν. Kontos invito ms. ἐθήρευεν.

„ 33, 15 ἀμφοτέρας. Idem ἀμφότερα, quo de cogitavit etiam vLeeuwen.

„ 33, 18 Ἀθηνα[ίων ἐστὶ πάτ]ρια. Rectius Kontos Ἀθηναίοις, praeterea suadens <ἐπὶ τῷ> τυραννεῖν, sed Infinitivum satis tueri videtur locus ab ipso allatus Andoc. de myst. § 97. Ceterum male nos habet numerus pluralis, quo tamen ducit papyrus [τι]νες — επανιστ[ων]ται, sequente praesertim ἤ — τις; et num locus persanatus sit dubitamus. Expectes potius: ἐάν τις τυραννεῖν ἐπανιστῆται ἢ ἐπὶ τυραννίδι συγκαθιστῇ τι<νι> συνωμοσίαν.

„ 35, 8, cum Γοργίλος recentius nomen videatur, Kontos mavult Γοργύλος.

„ 37, 5 πρὸ τῆς συλλήψεως et ibid. 13 οὐ γὰρ ἔπεμπον κτἑ. Apud Thucydidem legitur I 24 πρὶν συλληφθῆναι et VI 58 μετὰ γὰρ ἀσπίδος καὶ δόρατος εἰώθεσαν τὰς πομπὰς ποιεῖν. Illud Cobet, hoc vHerwerden pro glossemate habuit, sed genuinum esse utrumque locum ex nostri scriptoris verbis apparere ipse vHerwerden monuit Phil. Woch. 1891 p. 323. Thuc. VI 58 igitur pro ποιεῖν aut ποιεῖσθαι aut πέμπειν legendum erit, quod, si verba Thucydidis sint, scriptum oportere observaverat vHerwerden Mnem. nov. I p. 173.

„ 37, 7 [ᾧ τὴν ὅλ]ην. Kontos τήν γε μὴν ὅλην, sed γε μήν nusquam in hoc libro occurrit, nec spatium est tot litterarum capax.

„ 37, 14 ἔπεμπόν πω coni. Papabasileios, ἐπόμπευον τότε Kontos, sed recte habet ἔπεμπον.

„ 37, 25 διὰ τὸ τιμωρῶν τἀδελφῷ πολλοὺς ἀνῃρηκέναι eleganter Kontos.

„ 39, 2 Λακεδαίμονος vix recte tuetur Kontos, et papyrus, quod supra vidimus, suspicionem Herwerdeni confirmare videtur.

„ 39, 7 et 10 Λειψύδριον (ms. λιψυδρι°) unice verum esse Kontos p. 386 sq. disputat contra Cobetum, idem olim demonstravit vHerwerden in Mnemosyne.

„ 39, 15 sq. ὅθεν — βοήθειαν. Nunc vLeeuwen afferens verba Demosthenis XXI § 184 τούτους (Alcmeonidas) φασὶν — δανεισαμένους χρήματ' ἐκ Δελφῶν ἐλευθερῶσαι τὴν πόλιν locum negle-

gentius quidem compositum sed fortasse sanum esse existimat.

Pag. 39, 17 εἰς τοῦθ᾽ ἕως (ms. ευϑεωσ). Kontos εἰς τοῦτο τέλος vix recte.

„ 41, 17 μετ᾽ αὐτοῦ (ms. μ᾽ του). Papabasileios αὐτοῦ forsan recte.

„ 43,7 vHerwerden mavult ὅϑεν καὶ ἐλέχϑη coll. 5,6. 35,10. 43,19.

„ 47, 14 et pag. 49, 2. Vid. Index dictionis s. v. ἐπί.

„ 51, 12 τάς τε πολιτείας <τὰς> παρ᾽ αὐτοῖς Papabasileios.

„ 51, 16. Ut expleantur viginti milia, Papabasileios post ἑξακισχίλιοι inserendum putat ὁπλῖται δ᾽ ἑξακισχίλιοι.

„ 53, 3 διά. Coll. 51, 14 vHerwerden mavult ἀπό.

„ 61, 13 post αὐτόν Kontos supplet τινες.

„ 65, 10 οἵ. Coll. 63, 3 vHerwerden rescribit οἵτινες.

„ 73, 7 ἐπὶ <ταύτῃ> τῇ συμφορᾷ Papabasileios.

„ 85, 10 papyri lectionem ϑανατοῦντας Kontos ferri posse putat coll. locis ex Thuc. Plat. et Inscr. Delph. Constanter tamen noster adiectivum κύριος iungit cum infinitivo. Vid. Index dictionis.

„ 95, 16 ἀπαγαγών. vHerwerden mavult ὑπαγαγών.

„ 97, 8 ἀποδοῦναι pro ἀποδιδόναι Papabasileios, cl. cap 39 extr.

„ 97, 15 ἐνεστήσατο τὴν [νῦν]. Papabasileios, coll. Xen. Hellen. II 43, ubi Trasybulus dicit δεῖν τοῖς νόμοις τοῖς ἀρχαίοις χρῆσϑαι, ingeniose coniecit ἀνεστήσατο τὴν [πρὶν] οὖσαν πολιτείαν.

„ 103, 2 Heraclidis Clazomenii etiam apud Hesychium s. v. Κλαζομένιος mentionem fieri, ibi autem vocem corruptam ὁ βαῢς καλούμενος nunc corrigi posse ὁ βασιλεὺς κ., observat Houtsma.

„ 111, 5 sq. τρία μὲν ἱερῶν — τρία δ᾽ ὁσίων. Bis ὑπὲρ inserit idem, sed vid. annot.

„ p. 113, 4 sq. καὶ τοῦ τ<ὴν ἐκκλησίαν> ἀφεῖναι. Papabasileios coniecit καὶ τοῦ τ᾽ ἀφεῖναι <καὶ δῆσαι>, parum probabiliter.

„ 119, 2 καὶ τῶν [ἀτίμων ἐναντίον τῆς β]ουλῆς. Papabasileios καὶ τῶν ἐκ τοῦ δήμου ἐναντίον τῆς βουλῆς, coll. Polluce VIII 99. Vid. annotat. nostram.

„ 119, 19 sqq. Papabasileios cum Leeuwenio conspirans in corrigendo καϑελὼν ἀπὸ τῶν ἐπιστυλίων deinde minus recte quam nos legit καταβληϑέντα δέοι (sic) ἀπαλειφϑῆναι et mox ἵνα μὴ προεκκαϑαιρεϑῇ, quod pugnat cum scripturae papyri reliquiis.

„ 121, 20 ἐὰν μὲν καταγνῷ. Particulam μὲν ex sequentibus huc irrepsisse putat vHerwerden.

Hunc librum adornantibus praeter Kenyonis editionem et Papyri imaginem phototypicam praesto nobis fuerunt haec subsidia:

Criticorum BRITANNORUM multae multorum observationes, quae in *Athenaeo Academia* alibi evulgatae sunt et collectae in fasciculis musei critici (*Classical Review*) mensium Martis Aprilis Mai a. 1891. Separatim commemorandae sunt disputationes W. G. RUTHERFORDI in fasciculo mensis Martis et H. L. NEWMANNI in fasciculo mensis Aprilis p. 155—164, et critici anonymi recensio in Athenaeo 4 April. 1891.

F. BLASS in *Centralblatt* 28 Februari 1891.

M. FRAENKEL in *deutsch. Zschr. f. Geschichtswissenschaft* 1891 p. 164—167.

H. DIELS in *Archiv f. Gesch. d. Philosophie* 1891 p. 479—486.

B. KEIL in *Philologische Wochenschrift* 25 April. — 16 Mai 1891.

G. I. SCHNEIDER in *Wochenschrift f. klass. Philologie* 29 April. — 20 Mai 1891.

H. DROYSEN *zu Aristotelis Ἀθηναίων πολιτεία vorläufige Bemerkungen* progr. 1891 (Berlin).

F. HULTSCH in *Fleckeisen. Jahrbücher* 1891 p. 262—264.

F. POLAND in „ „ „ p. 259—262.

G. KAIBEL und A. KIESSLING *Aristoteles Schrift vom Staatswesen der Athener* (deutsch) 1891.

F. CAUER *hat Aristoteles die Schrift vom Staate der Athener geschrieben?* 1891.

F. RUEHL *über die Schrift vom Staate der Athener*, Rhein. Museum 1891 vol. 46 p. 426—464.

JULIUS SCHWARCZ in opere *die Democratie* vol. II pars I, quae disputatio separatim prodiit Lipsiae 1891.

C. HUDE coniecturae Aristotelicae in filologiske Tidskrift Danensi 1891. p. 248—251.

M. C. GERTZ til Aristoteles Ἀθηναίων πολιτείαν ibidem p. 252—255.

A. GENNADIOS in diario graeco Ἀκρόπολις 18 Mart. sqq. 1891.

K. S. KONTOS in conventu τῆς ἐν Ἀθήναις ἐπιστημονικῆς ἑταιρίας

multos locos tractavit, ex quibus complures afferuntur in diario Atheniensi *le Spectateur* 13 April. 1891. [1])

B. LAKON in diario graeco *Ἡμέρα*.

GIUSEPPE MÜLLER in *Rivista di filologia* 1891 p. 551—557.

ETTORE PAIS in „ „ „ „ p. 557—569.

J. J. HARTMAN in *Spectatore* Nederlandico 14 Mart. 1891.

H. VAN HERWERDEN in *Philologische Wochenschrift* 14 Mart. et 16 Mai 1891.

J. VAN LEEUWEN J. F. in *Mnemosyne* April. 1891.

J. VAN LEEUWEN J. F. in *Verslagen en mededeelingen der Kon. Acad. v. Wet. afd. Letterkunde* 1891 (Mei) p. 154—176.

Praeterea collega aestimatissimus S. A. NABER nonnullas emendationes per epistulam nobiscum communicavit.

Sero cognovimus:

A. BAUER *Literarische und Historische Forschungen zu Aristoteles Ἀθηναίων πολιτείαν*. München 1891.

K. S. KONTOS *παρατηρήσεις εἰς Ἀριστοτέλους Ἀθηναίων πολιτείαν. μέρος πρῶτον* in *Ἀθηνᾷ* vol. III p. 289—400.

G. A. PAPABASILEIOS *κριτικαὶ παρατηρήσεις εἰς τὴν Ἀριστοτέλους πολιτείαν* ibidem p. 278—288.

E. O. HOUTSMA in *Philologische Wochenschrift* 27 Jun. 1891.

K. NIEMEYER *zu Aristotelis Ἀθηναίων πολιτεία*, Neue Jahrbücher f. Ph. u. P. 1891, p. 405—415.

[Haec postquam typis descripta et correcta sunt, affertur exemplar a prelo recens novae recensionis libri Aristotelici, quam cum brevi annotatione critica in lucem emiserunt viri docti G. KAIBEL et U. DE WILAMOWITZ MOELLENDORFF. Hanc editionem nunc — urgent enim typotheta et editor — inspicere non vacat, sed posthac fortasse de ea agendi dabitur occasio; suo autem pretio aestimari melius poterit cum prodierit commentatio critica, quam subiuncturos se esse promittunt editores.]

[1]) Suas ipsius tantum coniecturas virum d. Kontos protulisse diserte non dicitur l. l., et fieri igitur potest ut etiam aliorum philologorum tentamina, quae tunc temporis evulgata essent, commemoraverit; ipsius tamen nomen iis quoque emendationibus, quae ante eum ab aliis essent inventae, adscripsimus.

ΑΘΗΝΑΙΩΝ

ΠΟΛΙΤΕΙΑ.

COL. I.

Α

.—*θαρθεν*

... μυρωνοσ καθ ιερων ομοσαντεσ αριστινδην καταγνωσθεντοσ δε του ....
... ροι μεν εκ των ταφων εξεβληθησαν το δε γενοσ αυτων εφυγεν αειφυγ...
... μενιδησ δ ο κρησ επι τουτοισ εκαθηρε την πολιν μ̀ δ' ταυτα σ'εβη στασιασαι
τουσ τε γνωριμουσ . το πληθοσ πολυν $\overset{ο}{χ}$ τον δημον ην γ' .... η πολιτεια τ..σ
.. αλλοισ ολιγαρχικ..ασι και δη $^{κ'}$ εδουλευον οι πενητε..οισ πλουσιοισ κ' αυτοι κ'
τα τεκνα κ' αι γυναικεσ και εκαλουντο πελαται και εκτημορ.. .... ταυτ' γ' τ' μισθ^{ωσ}
.ργαζοντο τ' πλουσι^{ω}.ουσ αγρουσ η δ' πασα γη δι ολιγων ην κ' .. .. τασ μισθωσει
..οδιδοιεν αγωγιμοι κ' αυτοι κ' οι παιδεσ εγινοντο........ ......ασιν επι .οι
..μασιν ησαν μεχρι σολων^{o} ουτοσ δ' πρωτοσ εγεν... ... .στατ' χαλ
πωτατον μ̀ ό κ' πικροτατον ην τοισ πολλοισ τ' κ̀ τ̀ πο...ειαν . ...ειν ου μην
..λα κ' επι τοισ αλλοισ εδυσχεραινον ουδενοσ γαρ .σ ειπειν ετυγχανον μετε
χοντεσ ην δ η ταξισ τησ αρχαιασ πολιτειασ τ' προ δ....... ...... τασ μ' αρχασ

Praescripta est huic columnae littera *Α*, sub qua latitat alia littera, quae videtur fuisse *B*. Cf. initium columnarum XII et XXV. — An *Α*(*εἶπει*) voluit scriba?
6 *ταυτ' γ' τ'*] etiam *ταυτ'* et *τ'* effici potest ex litterarum ductibus.
11 *.σ ειπειν ετυγ*] litterae propemodum evanidae.

---

1 *καταγνωσθέντος*] quod superscriptum est (*κα*)*θαρθεν*(*τος*), sive scholion est sive lectio altera, in textum admitti nequit. || *ἄγους*] Kenyon.
2 *οἱ νεκροὶ*] Kontos Richards, *νεκροὶ* Kenyon. || *ἀειφυγίαν*] Kenyon.
3 *'Επιμενίδης*] Kenyon.

4 *καὶ*] Kenyon. || *τὸν δῆμον*] haec verba damnarunt Kenyon Rutherford, vocis *τὸ πλῆθος* glossema esse iudicantes; servanda putat John Mayor, verbum *στασιάσαι* hoc loco transitive adhibitum esse ratus (an *διαστῆσαι*? Cf. Ar. Vesp. 41). || *τότε*] vLeeuwen Blass Sandys Gennadios Kontos. || *τοῖς*] Kenyon.

ΑΘΗΝΑΙΩΝ ΠΟΛΙΤΕΙΑ.

I 1. ... Μύρωνος καθ' ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος 1
δὲ τοῦ ἄγους οἱ νεκροὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος 2
αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐπιμενίδης δ' ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε 3
τὴν πόλιν.

2. μετὰ δὲ ταῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους καὶ τὸ πλῆθος 4
πολὺν χρόνον. ἦν γὰρ τότε ἡ πολιτεία τοῖς τε ἄλλοις ὀλιγαρχικὴ πᾶσι, 5
καὶ δὴ καὶ ἐδούλευον οἱ πένητες τοῖς πλουσίοις καὶ αὐτοὶ καὶ τὰ 6
Arist. 351 R. τέκνα καὶ αἱ γυναῖκες, καὶ ἐκαλοῦντο πελάται καὶ ἑκτήμοροι· ἀντὶ ταύ-
της γὰρ τῆς μισθώσεως ἠργάζοντο τῶν πλουσίων τοὺς ἀγρούς. ἡ δὲ 7
πᾶσα γῆ δι' ὀλίγων ἦν, καὶ εἰ μὴ τὰς μισθώσεις ἀποδιδοῖεν, ἀγώγιμοι 8
καὶ αὐτοὶ καὶ οἱ παῖδες ἐγίγνοντο, ὑπόχρεῳ γὰρ τοῖς δανείσασιν ἐπὶ
τοῖς σώμασιν ἦσαν μέχρι Σόλωνος· οὗτος δὲ πρῶτος ἐγένετο τοῦ δήμου 9
προστάτης. χαλεπώτατον μὲν οὖν καὶ πικρότατον ἦν τοῖς πολλοῖς τῶν 10
κατὰ τὴν πολιτείαν τὸ τῆς γῆς μὴ κρατεῖν. οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῖς 11
ἄλλοις ἐδυσχέραινον· οὐδενὸς γάρ, ὡς εἰπεῖν, ἐτύγχανον μετέχοντες. 12

3. ἦν δ' ἡ τάξις τῆς ἀρχαίας πολιτείας τῆς πρὸ Δράκοντος τοιάδε.

---

5 τε] Kenyon μὲν non recte; emendarunt vHerwerden vLeeuwen Blass Sandys Kontos.

6 ἑκτήμοροι] utrum sic scripserit auctor an -μόριοι, ut est apud Plutarchum Sol. 13, qui hunc locum non bene a se intellectum excerpsit (cf. Gilbert Ant. I p. 125), effici nequit. || ἀντὶ] vHerwerden; Blass ἀπό, Kenyon ἐπί.

7 ἠργάζοντο] εἰργάζοντο Kenyon, idem εἰ μὴ et ἀποδιδοῖεν.

8 ὑπόχρεῳ γὰρ] vLeeuwen, coll. Plut. Sol. 13; Kenyon κ[αὶ δεδεμένοι], sed littera κ certa non est, neque abesse potest γάρ, quod inserit Jos. Mayor, scribens καὶ γὰρ δεδεμένοι, neque δεδεμένοι, quod ex fine capitis 4 desumsit Kenyon, aptum videtur. || τοῖς δανείσασιν] Kenyon, idem cetera verba huius versus et sequentis supplevit.

10 τὴν πολιτείαν] τῆς πολιτείας Kenyon per errorem, hinc τῆς πολιτείας [δικαίων μὴ μετ]έχειν Jos. Mayor; sed certum est τήν. E coni. emendavit Blass. || τὸ τῆς γῆς μὴ κρατεῖν] vLeeuwen, praeeuntibus Blass et Richards qui τῆς γῆς μὴ μετέχειν coniecerunt. Kenyon edidit [ἀρχῶν μὴ μετ]έχειν, sed litterae εχ certae non sunt.

11 ἀλλὰ] Kenyon. || ὡς εἰπεῖν] ὡς ἔπος εἰπεῖν vHerwerden coll. XXVI[19] XXIX[2].

12 Δράκοντος] Kenyon. || τοιάδε] Richards Kontos; τοιαύτη Kenyon edidit.

I ....στασαν αριστινδην κ′ πλουτινδην ηρχον δ′ .. μ′ πρωτ.. .... μ δ′ ταυτα
δ... ετιαν μεγισται δ′ κ′ πρωται τ′ αρχων ησαν ....λεμαρχ^{o} κ′ ..
... τουτ′ δ′ πρωτη μ′ η του βασιλεωσ αυτη γ′..... ....τερα δ επικατεστη
....μαρχια δ′ το γι.εσ^{ϑ} ^{τινας} τ′ βασιλε^{ω} τα πολεμια μαλ..... .... κ′ τον ϊωνα μετε
...ψαντο χρειασ καταλαβουσησ τελευταια δ . ... μ′ γ′ πλειουσ
...μεδοντος ενιοι δ επι ακαστου φασι γενεσ^{ϑ} . ... δ επιφερουσιν
..... εννεα αρχοντεσ ομνυουσι .... επι ακασ... .....: ... ειν ωσ επι του...
. ..σιλειασ π′ χωρησαντ′ τ′ κοδ..... .... τωι αρχοντι δ.
.. ων τουτο μ′ ουν οποτερωσ ποτ .... μικρον .... εν τουτοισ $\overset{ο}{χ}$ οτι δ.
τελευταια τουτ′ εγενετο τ′ αρχων ..μειον κ′ .. μη..ν τ′ ...ριων τον αρ
χοντα διοικειν ωσπερ ο βασι^{λ} κ′ ο πολεμ..χ^{o} αλλα ... .ϑετα διο κ′ νε
ω.τι γεγονεν η αρχη μεγαλη τοισ επ.ϑετοισ αυξ...... ....οϑεται δ′ πολλοισ
υ.τερον ετεσιν ηιρεϑησαν ηδη κατ .νιαυτον .... τασ αρχασ οπωσ
αναγραψαντεσ .α ϑεσμια φυλαττω.. προσ τ′ τ.. ....ντ′ κρισιν διο
κ′ μονη τ′ αρχ^{ω} ουκ εγενετο πλειω. . ενιαυσιοσ ..... μ′ ό . τοσουτον προε
χουσιν αλληων ησαν δ ουχ αμα π...εσ οι εννεα αρχοντεσ αλλ ο μ′ βασι^{λ}
ε.χε το νυν καλουμ′ον βουκολι^{o} πλη..^{o} του πρυτανειου σημειον δ′ ετι και νυν γ′

16 *το*] sic, non *του* (Kenyon) ms.
19 *του*] videtur esse in ms.; *τῆς ἐ*[*κείνου* Kenyon.
21 *ποτ*] *που* Kenyon. || *εν τουτοισ* videtur extare in ms.; Kenyon [*ἐν τού*]*τοις τοῖς* dedit nihil annotans.
26 *προσ τ′ τ..*; videtur *των*, non *τ′* fuisse exaratum.
27] post *μ′ ό* nota, qua *χρόνος* (-*ον* etc.) designatur, discerni posse videtur.
28] *αλληωνησαν* claris litteris extat in ms.

13 *καϑίστασαν*] Kontos; Kenyon [*ἵ*]*στασαν* minus recte. || *τὸ* et *πρῶτον*] Kenyon. || *διὰ βίου*] vLeeuwen coll. I[40]; Kenyon *ἀ*[*εί*], sed *α* certum non est.
14 *δεκαετίαν*] Kenyon, qui in sequentibus dedit *βασιλεύς τε καὶ πολέμαρχος καὶ ἄρχων*; sed melius abesse particulam *τε* observavit Rutherford.
15 *πατρία ἐγένετο*] sic dedimus; Kenyon *ἐν ἀρχῇ ἐγένετο* (an *ἐξ ἀρχῆς ἐγένετο*? cf. XI[31]), Poland *ἐξ ἀρχῆς κατέστη* coll. XXVII[49]. || *δευτέρα*] Kenyon.
16 *ἡ*] Jos. Mayor. || *πολεμαρχία* — *γίνεσϑαι* — *μαλακούς, ὅϑεν*] Kenyon. || *πολέμια*] *πολεμικὰ* Blass Richards.
17 *μετεπέμψαντο* - *ἡ τοῦ ἄρχοντος· οἱ*] Kenyon.

I τὰς μὲν ἀρχὰς καθίστασαν ἀριστίνδην καὶ πλουτίνδην· ἦρχον δὲ τὸ 13
μὲν πρῶτον διὰ βίου, μετὰ δὲ ταῦτα δεκαετίαν. μέγισται δὲ καὶ πρῶται 14
τῶν ἀρχῶν ἦσαν βασιλεὺς καὶ πολέμαρχος καὶ ἄρχων· τούτων δὲ 15
πρώτη μὲν ἡ τοῦ βασιλέως, αὕτη γὰρ πατρία ἐγένετο, δευτέρα δ'
ἐπικατέστη ἡ πολεμαρχία διὰ τὸ γίγνεσθαί τινας τῶν βασιλέων τὰ πολέμια 16
μαλακούς, ὅθεν καὶ τὸν Ἴωνα μετεπέμψαντο χρείας καταλαβούσης· 17
τελευταία δ' ἡ τοῦ ἄρχοντος. οἱ μὲν γὰρ πλείους ἐπὶ Μέδοντος, ἔνιοι 18
δ' ἐπὶ Ἀκάστου φασὶ γενέσθαι τὴν ἀρχήν· σημεῖον δ' ἐπιφέρουσιν
ὅτι οἱ ἐννέα ἄρχοντες ὀμνύουσι καθάπερ ἐπὶ Ἀκάστου βασιλέως 19
ἄρξειν, ὡς ἐπὶ τούτου τῆς βασιλείας παραχωρησάντων τῶν Κοδριδῶν 20
.... τῷ ἄρχοντι δωρεῶν. τοῦτο μὲν οὖν ὁποτέρως ποτ' 21
ἔχει, μικρὸν διαφέρει ἐν τούτοις τοῖς χρόνοις· ὅτι δὲ τελευταία τούτων 22
ἐγένετο τῶν ἀρχῶν, σημεῖον καὶ τὸ μηδὲν τῶν πατρίων τὸν ἄρχοντα 23
διοικεῖν, ὥσπερ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος, ἀλλὰ καινά τινα ἐπίθετα.
διὸ καὶ νεωστὶ γέγονεν ἡ ἀρχὴ μεγάλη, τοῖς ἐπιθέτοις αὐξηθεῖσα. 24
θεσμοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν ἡρέθησαν, ἤδη κατ' ἐνιαυτὸν 25
αἱρουμένων τὰς ἀρχάς, ὅπως ἀναγράψαντες τὰ θέσμια φυλάττωσι 26
πρὸς τὴν τῶν ἀκοσμούντων κρίσιν· διὸ καὶ μόνη τῶν ἀρχῶν οὐκ 27
ἐγένετο πλεῖν ἢ ἐνιαύσιος. οὗτοι μὲν οὖν χρόνον τοσοῦτον προέχουσιν 28
ἀλλήλων.
Arist. fr. 413 B. ἦσαν δ' οὐχ ἅμα πάντες οἱ ἐννέα ἄρχοντες, ἀλλ' ὁ μὲν βασιλεὺς εἶχε 29

---

18 *ἐπὶ — τὴν ἀρχήν· σημεῖον*] Kenyon.

19 *ὅτι οἱ — καθάπερ — Ἀκάστου*] Kenyon. || *βασιλέως*] Platt; *τῆς πόλεως* Kenyon. || *ἄρξειν*] vHerwerden Blass Wyse Naber Gennadios; *ἄρχειν* non recte Kenyon. || *τούτου τῆς βασιλείας*] vLeeuwen; *τῆς ἐκείνου βασιλείας* Kenyon.

20 *Κοδριδῶν*] Kenyon. Lacunam Jos. Mayor explet verbis *τῶν προσγιγνομένων*, Keil *τῆς βασιλείας*. || *δωρεῶν*] Kenyon, num recte? *δωρεάν* Keil.

21 *ποτ'*] vHerwerden Blass, *που* Kenyon. || *διαφέρει*] vLeeuwen Paton; Kenyon *μικρόν, καὶ ἐγένετο δή*. || *ἐν τούτοις τοῖς χρόνοις*] Kenyon, id in ms. esse putans; articulus tamen a librario omissus esse videtur, ut alibi. Paton *ἅτε δὴ ἐν ἀτάκτοις χρόνοις*. || *δὲ*] Kenyon.

22 *σημεῖον*] Kenyon. || *τὸ μηδὲν τῶν πατρίων*] Blass; lacunam indicaverat Kenyon, sed litterae *μη..ντ'* distingui posse videntur; *πατρίων* etiam vHerwerden et vLeeuwen reppererunt coll. XXIX[3].

23 *καινά τινα ἐπίθετα*] vLeeuwen; *τὰ νεώτερα* Blass. Discerni posse videntur litterae *θετα*, adiectivo autem *καινός* (quod *κ'να* exaratum fuit hoc loco) utitur scriptor XXIV[16].

24 *νεωστὶ — ἐπιθέτοις αὐξηθεῖσα. θεσμοθέται*] Kenyon.

25 *αἱρουμένων*] vLeeuwen Blass Wyse; *αἱρεθέντες ἐπὶ* Kenyon.

26 *τὰ — φυλάττωσι* Kenyon. || *ἀκοσμούντων*] vLeeuwen coll. I[38]; *παρανομούντων* Kenyon.

27 *πλεῖν*] vHerwerden, *πλείων* Kenyon. || *ἢ*] Kenyon. || *χρόνον*] vLeeuwen; *ἐς* Kenyon.

28 *ἀλλήλων. ἦσαν*] Blass Jackson. Kenyon *ἄλλων. ᾤκησαν*. Verum esse *ἀλλήλων* satis certum videtur, sed *ἦσαν* corruptum est; vHerwerden *ἐδίκαζον* proposuit cl. Suid. s. v. *ἄρχων*, Gennadios verbum quale est *καθῖζον* requirit, Kontos *συνῇσαν*, Wyse conferri iubet Diog. Laert. I 2 § 58. || *πάντες*] Kenyon.

29 *εἶχε*] Kenyon. || *πλησίον*] Kenyon.

I τ̉ . ου βασιλε^{ω} γυναικ^{ο} η σ'μιξισ ενταυθα γινε.. ... ...νυσωι κ' ο γαμοσ
ο δ' αρχ^{ω} το πρυτανει^{ο} ο δ' πολεμαρχ^{ο} το επιλυκειο. . προτερον μ' εκαλειτο πολε
...χει^{ο} επει δε επιλυκ^{ο} ανωικοδομησε κ' κατεσκευασεν αυτο πολεμαρ..
... επιλυκι^{ο} εκληθη θεσμοθεται δ ειχον το θεσμοθετει^{ο} επι δ' σολωνοσ α
.αντεσ εισ το θεσμοθετει^{ο}ον σ'ηλθον κυριοι δ ησαν κ' τασ δικασ αυτοτε...
....ειν κ' ουχ ωσπερ νυν προανακρινειν τα μ' ό π' τασ αρχασ. τουτον ει
χε τον τροπον η δ' τ' αρεοπαγειτ' βουλη τ̀ μ' ταξιν .... του διατηρειν τουσ νο
μουσ διωικει δ' τα πλειστα κ' τα μεγιστα τ' εν τηι πολει κ' κολαζουσα κ' ζημιουσα
α
παντεσ τουσ ακοσμουντασ κυριωσ η γ' αιρεσισ τ' αρχοντ' αριστινδην κ'
πλουτινδην ην εξ ων οι αρεοπαγειται καθισταντο διο κ' μονη τ' αρχων
αυτη μεμενηκε δια βιου κ' νυν η μ' ό πρωτη πολιτεια ταυτ̀ ε.χε τ̀ ϋπογραφην
μετα δε ταυτα $\overset{ρ}{χ}$ τινοσ ου πολλου διελθοντοσ επ αρισταιχμ^{ο} αρχοντ^{ο} δρα..ν
ιδο
τουσ θεσμουσ εθηκεν η δ' ταξισ αυτ. τουδ' τον τροπον ειχε απεδοτο .
πολιτεια τοισ οπλα παρεχομενοισ ηιρουντο δ' τουσ μ' εννεα αρχοντασ . ..υσ
.αμιασ ουσιαν κεκτημ'ουσ ουκ ελαττω δεκα μνων ελευθεραν τασ δ αλλασ αρχασ

COL. II.

II ελαττουσ εκ τ' οπλα παρεχο... στρατηγ^{ο} δ' κ' ιππαρχ^{ο} ουσιαν αποφαινοντασ
ουκ ελαττον η εκατον μνων ελευθεραν κ' παιδασ εκ γαμετ' γυναικ^{ο} γνησιουσ υπερ
δει
δεκα ετη γεγονοτασ τουτουσ δ' δι...... τουσ πρυτανεισ ... τουσ στρατηγ^{ο} κ'
τουσ ιππαρχ^{ο}

42] Incertum est utrum ἀπεδίδοτο an ἀπεδέδοτο (sic Kenyon) voluerit scriba, qui cum απεδοτο posuisset, deinde litteram ο in ι aut ε mutavit et litteras δο superscripsit. || In fine versus duabus tribusve litteris spatium est.

1] post παρεχο supersunt vestigia sequentium litterarum μ'ων.

2 ελευθεραν] vix possunt distingui huius vocis litterae.

3] post δι.. sequi videtur α.

I τὸ νῦν καλούμενον Βουκόλιον, πλησίον τοῦ Πρυτανείου (σημεῖον δέ·
ἔτι καὶ νῦν γὰρ τῆς τοῦ βασιλέως γυναικὸς ἡ σύμμειξις ἐνταῦθα 30
γίγνεται τῷ Διονύσῳ), ὁ δ' ἄρχων τὸ Πρυτανεῖον, ὁ δὲ πολέμαρχος 31
τὸ Ἐπιλυκεῖον· ὃ πρότερον μὲν ἐκαλεῖτο Πολεμαρχεῖον, ἐπεὶ δ' 32
Ἐπίλυκος ἀνῳκοδόμησε καὶ κατεσκεύασεν αὐτὸ πολεμαρχῶν Ἐπιλυκεῖον 33
ἐκλήθη· θεσμοθέται δ' εἶχον τὸ Θεσμοθετεῖον. ἐπὶ δὲ Σόλωνος ἅπαντες 34
Arist. fr. 413 R. εἰς τὸ Θεσμοθετεῖον συνῆλθον. κύριοι δ' ἦσαν καὶ τὰς δίκας αὐτο-
τελῶς κρίνειν, καὶ οὐχ ὥσπερ νῦν προανακρίνειν. 35

τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον εἶχε τὸν τρόπον. ἡ δὲ τῶν 36
Ἀρεοπαγιτῶν βουλὴ τὴν μὲν τάξιν εἶχε τοῦ διατηρεῖν τοὺς νόμους, 37
διῴκει δὲ τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει, κολάζουσα καὶ
ζημιοῦσα πάντας τοὺς ἀκοσμοῦντας κυρίως· ἡ γὰρ αἵρεσις τῶν ἀρχόν- 38
των ἀριστίνδην καὶ πλουτίνδην ἦν, ἐξ ὧν οἱ Ἀρεοπαγῖται καθίσταντο. 39
διὸ καὶ μόνη τῶν ἀρχῶν αὕτη μεμένηκε διὰ βίου καὶ νῦν. 40

4. ἡ μὲν οὖν πρώτη πολιτεία ταύτην εἶχε τὴν ὑπογραφήν. μετὰ 41
Anno? δὲ ταῦτα, χρόνου τινὸς οὐ πολλοῦ διελθόντος, ἐπ' Ἀρισταίχμου ἄρχον-
τος, Δράκων τοὺς θεσμοὺς ἔθηκεν. ἡ δὲ τάξις αὕτη τόνδε τὸν τρόπον 42
εἶχεν. ἀπεδέδοτο ἡ πολιτεία τοῖς ὅπλα παρεχομένοις· ᾑροῦντο δὲ τοὺς 43
μὲν ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας οὐσίαν κεκτημένους οὐκ ἐλάττω 44
II δέκα μνῶν ἐλευθέραν, τὰς δ' ἄλλας ἀρχὰς τὰς ἐλάττους ἐκ τῶν ὅπλα 1
παρεχομένων, στρατηγοὺς δὲ καὶ ἱππάρχους οὐσίαν ἀποφαίνοντας οὐκ 2
ἔλαττον ἢ ἑκατὸν μνῶν ἐλευθέραν καὶ παῖδας ἐκ γαμετῆς γυναικὸς γνησίους
ὑπὲρ δέκα ἔτη γεγονότας· τούτους δ' ἔδει διατηρεῖν τοὺς πρυτάνεις 3

---

30 τοῦ] Kenyon. || γίνεται τῷ Διονύσῳ] Kenyon. || καὶ ὁ γάμος] glossema vocis σύμμειξις esse viderunt Rutherford vHerwerden.

31 Ἐπιλυκεῖον· ὃ et πολεμαρχεῖον] Kenyon.

32 πολεμαρχῶν] vLeeuwen; πολεμα[ρχή]σας Kenyon. Requiri videtur praesens.

33] οἱ ante θεσμοθέται inserit Richards.

34 αὐτοτελῶς] Jos. Mayor; αὐτοτελεῖς Kenyon.

35 κρίνειν] Kenyon.

36 εἶχε] Kenyon.

37] καὶ ante κολάζουσα delevit Gennadios. || ζημιοῦσα] Kenyon.

38 γὰρ] δὲ Gennadios mavult, Keil putat ante ἡ γὰρ aliquid excidisse.

40 εἶχε] Kenyon.

41 Δράκων] Kenyon.

42] verba ἡ δὲ τάξις usque ad capitis finem aliunde inserta putat Headlam; fidem sane superant quae de Dracone hoc loco narrantur, et ea quae instituisse dicitur nimis sunt similia reip. formae quae fuit anno 411 (vid. infra c. 29 sqq.). || αὕτη] Kenyon, sed nunc dubitat an αὐτῆς (αυτ') sit in ms.; Richards αὐτοῦ. || ἀπεδέδοτο ἡ] Kenyon.

43 καὶ τοὺς ταμίας] Kenyon.

44 δέκα] maiorem censum nemo non expectet; ἑκατὸν coniecit Thompson. || τὰς post ἀρχὰς supplerunt vHerwerden Blass Richards.

1 παρεχομένων] Kenyon.

2] post ἔλαττον Thompson delet ἤ, utpote ex numerali Η (= ἑκατὸν) natum. || ἐλευθέραν] ἐλευθέρων Kenyon typothetae errore.

3 δ' ἔδει διατηρεῖν] sic locum constituimus, vestigia mscripti secuti; vHerwerden coniecerat δ' ἔδει φυλάττειν vel δὲ διατηρεῖν, Paton δὲ διαφυλάξαι, Kenyon δὲ δεῖν εἶναι dedit. || καὶ] post πρυτάνεις addidit Kenyon.

II τουσ ενουσ μεχρι ευ..νων ......ασ δ εκ του αυτου τελουσ δ'χομ'ουσ ουπερ οι στρατηγοι κ' οι ιππαρχ^{ο} βουλευειν δ' τετρακοσιουσ κ' ενα τουσ λαχοντασ εκ τησ πολιτειασ κληρουσθαι δ' κ' ταυτην κ' τασ αλλασ αρχασ τουσ υπερ τριακονθ ετη γεγονοτασ και δισ τον αυτον μη αρχειν προ του παντασ ..ελθειν τοτε δ' παλιν εξ ϋπαρχησ κληρουν ει δ' τισ τ' βουλευτ' οταν εδρα βουλησ η εκκλησιασ ηι εκλειποι ... σ'οδον απετινον ο μ' πεντα κοσιομεδιμν^{ο} τρεισ δραχμασ ο . ιππευσ δυο ζευγιτησ δ' μιαν η δ' βουλη η εξ αρει^{ο} παγ^{ο} φυλαξ ην τ' νομων κ' δι...... ... αρχας οπωσ κ' τουσ νομουσ αρχωσιν εξην δε τωι αδικουμ'ωι προ. . . αρεοπαγειτων βου^{λ} εισαγγελλειν αποφαινοντι παρ ον αδικειται νομον επι δ' τοισ σω..σιν ησαν δεδανεισμ'οι καθαπερ ειρητ' κ' η χωρα δι ολιγων ην τοιαυτ' δ' τ' ταξε^{ω} ουσησ εν τηι πολιτειαι κ' τ' πολλ^{ω} δουλευοντ' τοισ ολιγοισ αντεστη τοισ γνωρι μοισ ο δημοσ ισχυρασ δ' τ' στασεωσ ουσησ κ' πολ.. χ^{ρ} αντικαθημ'ων αλληλοισ ειλον το κοινηι διαλλακτην κ' αρχοντα σολωνα κ' . πολιτειαν επετρεψαν αυτωι ποιησαντι τ' ελεγειαν ησ / αρχη γινω... κ' μοι φρενοσ ενδοθεν αλγεα κειται πρεσβυτατην εσορων γαιαν ...νιας και ....ν ..... προσ εκατερουσ υπερ εκατερων μαχεται και διαμφισβητει κ' μ' ταυτα κοινηι παραινει ^{νικ}.πανειν τ' ενεστωσαν φιλοτιμιαν ην δ ο σολων τηι μ' φυσει κ' τηι δοξηι τ' πρωτ' τηι δ ουσιαι . τοισ πραγμασι τ' μεσων ωσ εκ τε τ' αλλων ομολογειται κ' αυτοσ εν τοισδε τοισ ποιημασιν μαρτυρει παραινων τοισ πλουσιοισ μη πλεονεκτειν υμεισ δ ησυχασαντεσ ενι φρεσι καρτερον ητορ οι πολλων

---

4 *τουσ ενουσ*] sic ms.; Kenyon male *τοῦ γένους*. — Versui praemissa est lineola.
8 *εκκλησιασ*] vocis initium vix dispicitur.
12 *δεδανεισμ'οι*] tantum non certum est.
19 *φυσει*] partim evanuit; *ῥήσει* Kenyon. || Post *οὐσίᾳ* Kenyon dedit *καί*, nihil annotans, fortasse recte, sed non cernitur *κ'* in ms.
20] verba *αυτοσ* et *δε τοισ* vix distinguuntur.
21 *πλεονεκτειν*] litterae *πλεο* partim perierunt.

II καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς ἔνους μέχρι εὐθυνῶν, 4
ἐπιμελητὰς τέτταρας ἐκ τοῦ αὐτοῦ τέλους δεχομένους οὗπερ οἱ στρα- 5
τηγοὶ καὶ οἱ ἵππαρχοι. βουλεύειν δὲ τετρακοσίους καὶ ἕνα τοὺς λαχόν-
τας ἐκ τῆς πολιτείας· κληροῦσθαι δὲ καὶ ταύτην καὶ τὰς ἄλλας ἀρχὰς 6
τοὺς ὑπὲρ τριάκοντα ἔτη γεγονότας, καὶ δὶς τὸν αὐτὸν μὴ ἄρχειν πρὸ 7
τοῦ πάντας ἐξελθεῖν, τότε δὲ πάλιν ἐξ ὑπαρχῆς κληροῦν. εἰ δέ
τις τῶν βουλευτῶν, ὅταν ἕδρα βουλῆς ἢ ἐκκλησίας ᾖ, ἐκλίποι τὴν 8
σύνοδον, ἀπέτινον ὁ μὲν πεντακοσιομέδιμνος τρεῖς δραχμάς, ὁ δὲ 9
ἱππεὺς δύο, ὁ ζευγίτης δὲ μίαν. ἡ δὲ βουλὴ ἡ ἐξ Ἀρείου πάγου φύλαξ 10
ἦν τῶν νόμων καὶ διετήρει τὰς ἀρχὰς ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν.
ἐξῆν δὲ τῷ ἀδικουμένῳ πρὸς τὴν τῶν Ἀρεοπαγιτῶν βουλὴν εἰσαγγέλ- 11
λειν ἀποφαίνοντι παρ' ὃν ἀδικεῖται νόμον. ἐπὶ δὲ τοῖς σώμασιν ἦσαν 12
δεδανεισμένοι, καθάπερ εἴρηται, καὶ ἡ χώρα δι' ὀλίγων ἦν.

5. τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν 13
δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις ὁ δῆμος. ἰσχυρᾶς δὲ 14
τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο 15
κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν
αὐτῷ ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστιν ἀρχὴ 16

γινώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,
πρεσβυτάτην ἐσορῶν γαῖαν Ἰαονίας. 17

καὶ συμβουλεύων πολλὰ πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ 18
διαμφισβητεῖ, καὶ μετὰ ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν ἐνεστῶ-
σαν φιλονικίαν. ἦν δ' ὁ Σόλων τῇ μὲν φύσει καὶ τῇ δόξῃ τῶν 19
πρώτων, τῇ δ' οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν 20
ἄλλων ὁμολογεῖται καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ,
παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν· 21

---

4 τοὺς ἔνους] vLeeuwen, τοῦ γένους Kenyon. || εὐθυνῶν Kenyon. || ἐπιμελητὰς τέτταρας] vLeeuwen, ...τας δ' Kenyon. || δεχομένους] παρεχομένους Rutherford.

5 καὶ ἕνα τοὺς] κατ' ἐνιαυτὸν Lacon.

7 ἐξελθεῖν] vLeeuwen (*ex urna*), περιελθεῖν Kenyon, εἰς πάντας περιελθεῖν Jos. Mayor; Sidgwick coniecit πρὸ τοῦ πάντας ἐξῆς λαχεῖν coll. * Xen. Rep. Ath. I 6.

8 ἐκλίποι] vHerwerden. || τὴν] Kenyon.

9 ὁ δὲ ἱππεὺς] Kenyon. || ὁ] ante ζευγίτης addidit vHerwerden.

10 διετήρει τὰς] Kenyon.

11 πρὸς τὴν τῶν] Kenyon.

12] verba ἐπὶ — ἦν spuria ducunt Richards Keil. || σώμασιν] Kenyon. || δεδανεισμένοι] vHerwerden Richards; Kenyon δεδεμένοι non recte.

14 πολὺν] Kenyon.

15 τὴν] Kenyon.

16 γινώσκω] Kenyon. Verbum sanum? vHerwerden expectat οἰμώζω (ὅτι?) vel simile quid.

17 ἐσορῶν γαῖαν] ἐσορῶντ' αἶαν Naber. || Ἰαονίας] Kenyon. || συμβουλεύων πολλὰ] vLeeuwen ex incerta coniectura, Kenyon γὰρ ἐπήλαυνεν καί, id in ms. legi putans.

18 καταπαύειν] Kenyon. || ἐνεστῶσαν] an συνεστῶσαν? Cf. II^{25} VII^{8} XI^{22} XX^{5}.

19 φύσει] Richards Blass vHerwerden alii, ῥήσει Kenyon, συνέσει Gertz. || καί] Kenyon.

II αγαθων εσ κορον .λασα.. εν μετριοισι τ....θε μεγαν νοον ουτε γ΄ ημεισ πεισομεθ
ουθ υμιν αρτια τα.. εσεται κ΄ ολωσ τ̀ αιτιαν τ̓ στασεωσ αναπτει τοισ πλουσιοισ διο κ΄
εν αρχηι τ̓ ελεγειασ δεδοικεναι φησι την τε φ.......ιαν τ̀ τε υπερηφανιαν ωσ δια ταυτα
τ̓ εχθρασ ενεστω.ησ κυριοσ δ΄ γενομ΄οσ τ΄ πραγματ΄ σωλων τον τε δημον ηλευθε
ρωσε και εν τωι παροντι κ΄ εισ το μελλον κωλυσασ δ....ζειν επι τοισ σωμασιν κ΄ νομους
εθηκε κ΄ χρεων αποκοπασ εποιησε κ΄ τ΄ ιδιων κ΄ τ΄ δημοσι$^{\omega}$ α$^{\sigma}$ σεισαχθεια καλουσιν ωσ
αποσισαμ΄οι το...οσ εν οισ πειρωνται τι... διαβαλλ..ν αυτον σ΄εβη γ΄ τωι σολωνι μελ
λοντι ποιειν τ̀ σεισαχθειαν προειπειν τισι τ΄...ριμω. επειθ ωσ μ΄ οι δημοτικοι λεγουσι
παραστρατηγη..... δ΄ τ΄ φιλων ωσ δ οι ...ομ΄οι βλασφημειν κ΄ αυτον κοινωνειν δα
νισαμ΄οι γ΄ ουτοι σ΄επριαντο πολλην χωραν..... ου πολυ τ̓ τ΄ χρεων αποκοπησ γινομε
νησ επλουτουν οθεν φασι γενεσθαι τουσ ..τερον δο..υντασ ειναι παλαιοπλουτουσ
ου μην αλλα πι.....εροσ ο τ΄ δημοτικων λογ^{o} ου γ΄..... εν μ΄ τοισ αλλ^{o} ουτω μετρι^{o}
γενεσ$^{\vartheta}$ κ΄ κοινον ..τε εξον αυτωι .ουσ ....ουσ υποπο..σαμενον τυραννειν τ̓ πολεωσ
πολε$^{\omega}$
αμφοτεροισ απεχθεσθαι κ΄ π΄ πλειονοσ ...ησασθαι το κ.λον κ΄ τ̀ τ̓ σωτηριαν η τ̀ αυτου
κατα
πλεονεξιαν .. ...ω δε μικροισ και αν....ισ ρυπαινειν εαυτον οτι δ΄ ταυτ̀ εσχε τ̀ εξου
σιαν τα τε πραγματα νοσουντα ....το κ΄ εν τοισ ποιημασιν αυτοσ πολλαχου με
μνητ῾ κ΄ οι αλλοι σ΄ομολογουσι παν... ταυτ̀ μ΄ ό χρη νομιζειν ψευδη τ̀
αιτιαν ⟍ πολιτειαν
δ΄ κατεστησε κ΄ νομουσ εθηκεν αλλουσ τοισ δε δρακοντ^{o} θεσμοισ επαυσαντο χρωμ΄οι
πληντ΄ φονικ$^{\omega}$ αναγραψαντεσ δε τουσ νομουσ εισ τουσ κυρβεισ εστησαν εν τηι στοαι

---

33 *πι.....ερος*] sitne *σ* an *ν* littera ultima incertum est.
37] post *νοσουντα* Kenyon dedit *μετεκρουσατο*, sed incertam esse lectionem ipse concedit.

---

22 *ἠλάσατε*] Postgate coll. Tyrt. 11, 10, item Naber Kontos. Non recte *ἀάσατε* Kenyon. || *τίθεσθε*] Platt; *τρέφεσθε* Kenyon.

23 *ἄρκια ταῦτ'*] Kontos (*ταῦτ'* etiam vHerwerden); *ἄρτια τἄλλ'* Kenyon, *ἄρθμια τἄλλ'* Tyrrell coll. Theogn. 1312.

24 *φιλαργυρίαν*] Kenyon ex Plut. Solon. 14.

25 *ἐνεστώσης*] *συνεστώσης*? vid. ad II^{18}.

26 *δανείζειν*] Kenyon.

27 *σεισαχθείαν*] Kenyon.

28 *ἀποσεισάμενοι*] *-σαμένων* Mayor. || *ἄχθος*] vLeeuwen, *βάρος* Kenyon. || *τινες*] Wyse Kontos, *τι καὶ* Kenyon. || *διαβάλλειν*] Kenyon.

29 *γνωρίμων*] Kenyon.

II ὑμεῖς δ' ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἦτορ,
οἳ πολλῶν ἀγαθῶν ἐς κόρον ἠλάσατε, 22
ἐν μετρίοισι τίθεσθε μέγαν νόον· οὔτε γὰρ ἡμεῖς
πεισόμεθ', οὔθ' ὑμῖν ἄρκια ταῦτ' ἔσεται. 23
καὶ ὅλως ἀεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις· διὸ καὶ
ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ 24
τήν τε φιλαργυρίαν τήν θ' ὑπερηφανίαν,
ὡς διὰ ταῦτα τῆς ἔχθρας ἐνεστώσης. 25
6. κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ἠλευ-
θέρωσε καὶ ἐν τῷ παρόντι καὶ εἰς τὸ μέλλον, κωλύσας δανείζειν ἐπὶ 26
τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀποκοπὰς ἐποίησε καὶ τῶν ἰδίων 27
καὶ τῶν δημοσίων, ἃς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ ἄχθος. 28
ἐν οἷς πειρῶνταί τινες διαβάλλειν αὐτόν· συνέβη γὰρ τῷ Σόλωνι μέλλοντι 29
ποιεῖν τὴν σεισάχθειαν προειπεῖν τισὶ τῶν γνωρίμων, ἔπειθ', ὡς μὲν
οἱ δημοτικοὶ λέγουσι, παραστρατηγηθῆναι διὰ τῶν φίλων, ὡς δ' οἱ 30
βουλόμενοι βλασφημεῖν, καὶ αὐτὸν κοινωνεῖν. δανεισάμενοι γὰρ οὗτοι 31
συνεπρίαντο πολλὴν χώραν, εἶτα μετ' οὐ πολὺ τῆς τῶν χρεῶν ἀποκοπῆς
γενομένης ἐπλούτουν· ὅθεν φασὶ γενέσθαι τοὺς ὕστερον δοκοῦντας 32
εἶναι παλαιοπλούτους. οὐ μὴν ἀλλὰ πιθανώτερος ὁ τῶν δημοτικῶν λόγος· 33
οὐ γὰρ εἰκὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινὸν 34
ὥστε, ἐξὸν αὐτῷ τοὺς ἑτέρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως,
ἀμφοτέροις ἀπεχθέσθαι, καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ 35
τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὕτω δὲ μικροῖς 36
καὶ ἀναξίοις καταρρυπαίνειν ἑαυτόν. ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν 37
τά τε πράγματα νοσοῦντα μετεχειρίσατο, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς
πολλαχοῦ μέμνηται καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες. ταύτην μὲν 38
οὖν χρὴ νομίζειν ψευδῆ τὴν αἰτίαν εἶναι.
7. πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δρά- 39
Arist. 352 R. κοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι, πλὴν τῶν φονικῶν. ἀναγράψαντες 40

---

30 *παραστρατηγηθῆναι*] Kenyon. || *διὰ*] an *ὑπὸ?* cf. XI[8]. || *βουλόμενοι*] Wyse Blass alii; Kenyon *κεκτημένοι*, hinc *κεκτημένοι ἐβλασφήμουν* Gennadios.

31 *εἶτα μετ'*] vLeeuwen, *μετὰ δὲ* Kenyon, *ὕστερον δὲ* Tyrrell. || *γενομένης*] Rutherford Kontos.

32 *ὕστερον δοκοῦντας*] Kenyon.

33 *πιθανώτερος*] Kenyon. || *εἰκὸς*] Kenyon. Eodem iure possis *οἷόν τ'*.

34 *ὥστε*] Richards Blass Jackson, *ἅμα τε* Kenyon. || *τοὺς*] Kenyon. || *ἑτέρους*] Blass coll. IV[12], item Kontos. || *ὑποποιησάμενον*] Kenyon.

35 *ἀπεχθέσθαι*] John Mayor, *ἀπεχθάνεσθαι* Kenyon. || *ποιήσασθαι*] Kenyon.

36 *ἐν οὕτω*] Kenyon. || *ἀναξίοις*] Kenyon, *βαναύσοις* Paton.

37 *μετεχειρίσατο*] Sandys (coll. Plat. Rep. 408*c*), item vHerwerden, *μετεκρούσατο* Kenyon.

38 *πάντες*] Kenyon.

II τηι βασιλειωι κ' ωμοσαν χρησεσθαι παντεσ οι δ εννεα αρχοντεσ ομνυντεσ προσ τωι
λιθωι κατεφατιζον αναθησειν ανδριαντα χρυσουν εαν τινα π' βωσι τ' νομων οθεν
ετι κ' νυν ουτωσ ομνυουσι κατεκυρωσεν δ' τουσ νομουσ εισ εκατον ετη κ' διεταξε τ' πολι
τειαν τονδε τροπον.. τιμηματα διειλεν εισ τετταρα τελη καθαπερ διηιρητο και προτερον
εισ πεντακοσιομε... νον κ' ιππεα κ' ζευγιτ' κ' θητα τασ μεν ουν αρχασ απενειμεν

COL. III.

III αρχειν εκ πεντακοσι......... κ' ιππε^{ω} κ' ζευγιτ' τουσ εννεα αρχοντασ
και τουσ ταμιασ κ' τουσ πωλητ.. κ' τουσ ενδεκα κ' τουσ κωλακρετασ εκαστοισ ανα
λογον τωι μεγεθει του τιμ.μ...σ αποδιδουσ . ..χην τοισ δ' το θητικ^{ο} τελουσιν εκ
κλησιασ κ' δικαστηρι^{ω} μετεδωκε μονον εδει δ' τελειν πεντακοσιομεδιμνον μεν
οσ αν εκ τ' οικειασ ποιηι .....κοσια μετρα τα σ' αμφω ξηρα κ' υγρα ιππαδα δ' — δ' τουσ
τριακοσια ποιότασ ωσ δ' ενιοι φασι τουσ ιπποτροφειν δυναμ'ουσ σημει^{ο} δ' φερουσι το τε
ονο^{μ} .ο. τελ^{ο} ωσ αν απο του πραγματ^{ο} κειμ'ον κ' τα αναθηματα τ' αρχαι^{ω}
ανακειται γ' εν
ακρο..λει εικων διφιλου ε. .. ...γεγραπτ' ταδε διφιλου ανθεμιων τηνδ ανεθη
κε θεοισ θητικον αντι τελουσ ιππαδ αμειψαμ'οσ και παρεστηκεν ιππ^{ο} εκμαρτυρῶν
ωσ τ' ιππαδα τουτο σημαινουσ.ν ου μην αλλ ευλογωτερον τοισ μετριοισ διηιρησθαι
καθαπ' τουσ πεντακοσιομεδιμν^{ο} ζευγισιον δε τελειν τουσ διακοσια τα σ' αμφω ποιότασ
τουσ δ αλλουσ θητικ^{ο} ουδε..ασ μετεχοντασ αρχησ διο κ' νυν επειδαν ερητ' τον μελ

44] inter *τροπον* et *τιμηματα* spatii aliquid est, quod fortasse duabus litteris sufficit.
45 *ιππεα*] vix discernitur.
2 *κωλακρετασ*] sic, non *-γρετασ*, ms.
5 *ιππαδαδ' — δ'* hoc videtur extare in ms., sed litterae *αδα* non sunt certae, prima harum fortasse est *ε*; aut *ιππεασ δε ειναι τουσ* aut *ιππαδα δε τουσ* voluit librarius. Kenyon *ἱππάδα δὲ τούς* etc. edidit nihil annotans.
9 *θεοισ*] litterae evanidae, non tamen videtur *θεοισι* extare in ms. || *τελουσ ιππαδ*] vix dispicitur. || *εκμαρτυρῶν*] notetur accentus, qui necessarius est h. l. ne *ἐκ μαρτύρων* possit intellegi.
10 *σημαινουσ.ν*] Kenyon *σημαινουσαν*, idque videtur esse in ms., sed certa non est littera *α*.

II δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ, καὶ 41
ὤμοσαν χρήσεσθαι πάντες· οἱ δ' ἐννέα ἄρχοντες ὀμνύντες πρὸς τῷ
λίθῳ κατεφάτιζον ἀναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι 42
τῶν νόμων· ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσιν. 43

κατεκύρωσε δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη, καὶ διέταξε τὴν πολι-
Arist. r. 350 R. τείαν τόνδε τὸν τρόπον. τὰ τιμήματα διεῖλεν εἰς τέτταρα τέλη, καθάπερ 44
διῄρητο καὶ πρότερον, εἰς πεντακοσιομέδιμνον καὶ ἱππέα καὶ ζευγίτην 45
III καὶ θῆτα. τὰς μὲν οὖν ἀρχὰς ἀπένειμεν ἄρχειν ἐκ πεντακοσιομεδίμνων 1
καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ 2
τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνάλογον 3
τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν. τοῖς δὲ τὸ θητικὸν
τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον. ἔδει δὲ τελεῖν πεν- 4
τακοσιομέδιμνον μὲν ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ 5
συνάμφω ξηρῶν καὶ ὑγρῶν, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας, ὡς 6
δ' ἔνιοί φασι, τοὺς ἱπποτροφεῖν δυναμένους· σημεῖον δ' ἐπιφέρουσι
τό τε ὄνομα τοῦ τέλους καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ἀνάκειται 7
γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ' ᾗ ἐπιγέγραπται τάδε· 8

Διφίλου Ἀνθεμίων τήνδ' ἀνέθηκε θεοῖς, 9
θητικοῦ ἀντὶ τέλους ἱππάδ' ἀμειψάμενος,

καὶ παρέστηκεν ἵππος ἐπιμαρτυρῶν, ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν. 10
οὐ μὴν ἀλλ' εὐλογώτερον τοῖς μέτροις διῃρῆσθαι, καθάπερ τοὺς πεν- 11
τακοσιομεδίμνους. ζευγίσιον δ' ἔδει τελεῖν τοὺς διακόσια τὰ συνάμφω
ποιοῦντας· τοὺς δ' ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς. διὸ καὶ 12

---

44 *τὸν*] addiderunt Blass alii; recurrit vitium IV^{14} XII^{14} XVI^{43}, sed *τόνδε τὸν τρόπον* legitur in ms. I^{42} XXI^{5}. || *τὰ*] addidit Gennadios. || *καθάπερ — πρότερον*] cum praecedentibus conciliari vix possunt, spuria esse suspicatur Kenyon, item Millard, Herwerdeni discipulus. Si recte contendit Headlam, ea quae de Dracone in capite 4 leguntur (vid. ad I^{42}) postea esse addita, veri simile est tunc haec quoque verba inserta esse.

45 *-μέδιμνον*] Kenyon.

1 *πεντακοσιομεδίμνων*] Kenyon; idem explevit versus 2 et 3.

5 *τῆς*] *γῆς* Bywater. || *πεντακόσια*] Kenyon. || *ξηρῶν καὶ ὑγρῶν*] vHerwerden coll. Plut. Sol. 18.

6 *δ' ἐπιφέρουσι*] vHerwerden coll. I^{18}.

7 *τοῦ*] Kenyon. || Delevimus verba *ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον*, quae emblema esse cum contextus satis ostendit tum usus novicius particularum *ὡς ἂν utpote*.

8 *Διφίλου*] delet Thompson. || *ἐφ' ᾗ ἐπιγ.*] vHerwerden Kenyon[2] (*ῳ*[1]). || Distichi prior versus corruptus, requiritur enim hexameter; vHerwerden coniecit *τήνδ' εἰκόνα θῆκε θεοῖσιν*, Thompson *τήνδ' εἰκόνα θεοῖς ἀνέθηκεν*, Naber *Διφίλου.* | *Ἀνθεμίων τήνδ' ἀθανάτοις ἀνέθηκε θεοῖσιν*, vLeeuwen *Δίφιλος Ἀνθεμίωνος υἱὸς ἀνέθηκε θεοῖσιν*. Apud Pollucem VIII 131 ita affertur: *Διφίλου Ἀνθεμίων ἵππον τόνδ' ἀνέθηκε θεοῖς*, unde Bekker edidit *Διφίλου Ἀνθεμίων τόνδ' ἵππον θεοῖς ἀνέθηκεν*.

9 *ἐπιμαρτυρῶν*] Blass.

10 *σημαίνουσαν*] Kenyon, *σημαίνουσιν* Bury Rutherford Naber; pro interpretamento verba *ὡς — σημαίνουσαν* habet vHerwerden, sin minus, scribendum putat *οὕτω* (sive *τούτῳ*) *σημαίνουσιν*. || *μέτροις*] Kenyon.

11 *δ' ἔδει*] Kontos.

12 *οὐδεμιᾶς*] Kenyon. || *ἔρηται*] *ἔρηταί τις* Rutherford Kontos.

III λ..τα κληρουσ$^{\vartheta}$ τιν αρχην ποιον τελ^{o} τελει ουδ αν εισ ειποι ϑητικ^{o} τ' δ αρχησ εποιησε
κληρωτασ εκ προκριτ' ουσ ....τη προκρινει τ' φυλ$^{\omega}$ προυκρινεν δ εισ τουσ εννε$^{\alpha}$ αρ
χοντασ εκαστη δεκα κ' του.... ....ρουν οϑεν ετι δ' μενει ταισ φυλαισ το δ'κα κληρουν
εκαστ' ειτ εκ τουτ' κυαμε.... ...ειον δ οτι κληρωτασ εποιησαν εκ τ' τιμηματ' ο π' τ'
ταμι$^{\omega}$ νομοσ ωι χρωμ.. ....ιν ετι και νυν κελευει γ' κληρουν τουσ ταμιασ
εκ πεντακοσιομεδιμνων ....ν μ' ό ουτωσ ενομοϑετησεν π' τ' εννε αρχοντ'
το . αρχαι^{o} η εν αρ.... ....λη ανακαλεσαμ'η κ' κρινασα καϑ αυτ' τον επιτηδειον
εφ εκαστηι τ' αρχ$^{\omega}$ ....σα απεστελλεν φυλαι δ ησαν δ̄ καϑαπ' προτερον και φυλο
..σιλεισ τεσσαρ.. .. . .στ' ησαν νενεμημ'αι τριττυεσ μ' τρεισ ναυκραι
ραι δ' δωδ'κ. καϑ εκαστ' .. . . ναυκραρι$^{\omega}$ αρχη καϑεστηκυα ναυκραροι τεταγμ'η
προσ τε τασ ει.φορασ κ' τασ .... τασ γινομ'ασ διο κ' εν τοισ σολ νομοισ τοισ σολων^{o}
οισ ουκετι χρωνται .ολ...... ..γραπται τουσ ναυκραρουσ εισπραττειν και αναλισκειν
εκ του ναυκραρικ^{o} αργυ.... ...λην δ εποιησε τετρακοσι^{o} εκατον εξ εκαστ' φυλησ την
δ' τ' αρειοπαγειτ' ..αξεν ε.. νομοφυλακεῖν ωσπερ υπηρχεν κ' προτερον επισκοποσ
ουσα τ' πολιτειασ .... κ' τα μεγιστα τ' πολιτ$^{\omega}$ διετηρει κ' τουσ αμαρτανοντασ
ηυϑυνεν κυρια ουσα . ..μι.... . κολαζειν κ' τασ εκτισεισ ανεφερεν εισ πολιν ουκ επι

---

13 *ποιον*] iota non omnino certum est.
16 *εποιησαν*] hoc an *-σεν* in manuscripto sit minus certum, videtur tamen esse *-σαν*.
19] post *το* aut *δ'* aut *γ'* sequitur; Kenyon *γὰρ* dedit, sed *δὲ* in ms. extare videtur.
22 *καϑεστηκυα*] sic, non *-κυια*, ms.
23] post *τασ* tantum non certae sunt litterae *δαπ*. || Litterae *σολ* per errorem positae et postea deletae sunt.
26 *νομοφυλακεῖν*] evanidae sunt litterae *νομοφ*, neque circumflexus in fine vocabuli omnino certus est.
28 *ουσα*] vix dispicitur.

III νῦν ἐπειδὰν ἔρηται τὸν μέλλοντα κληροῦσθαί τιν' ἀρχὴν, ποῖον τέλος 13
τελεῖ, οὐδ' ἂν εἷς εἴποι θητικόν.
8. τὰς δ' ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη πρού- 14
κρινε τῶν φυλῶν. προύκρινε δ' εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστη δέκα, 15
καὶ τούτους ἐκλήρουν· ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα κληροῦν .
ἑκάστην, εἶτ' ἐκ τούτων κυαμεύειν. σημεῖον δ' ὅτι κληρωτὰς ἐποίησεν 16
ἐκ τῶν τιμημάτων ὁ περὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι διατελοῦσιν 17
ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς ταμίας ἐκ πεντακοσιο- 18
μεδίμνων. Σόλων μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα
ἀρχόντων. τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ ἀνακαλεσαμένη 19
καὶ κρίνασα καθ' αὑτὴν τὸν ἐπιτήδειον ἐφ' ἑκάστην τῶν ἀρχῶν ἐπ' 20
Arist. fr. 349 R. ἐνιαυτὸν διατάξασα ἀπέστελλεν. φυλαὶ δ' ἦσαν τέτταρες καθάπερ πρό-
τερον καὶ φυλοβασιλῆς τέτταρες, ἐπὶ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν 21
νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ' ἑκάστην. 22
ἦν δ' ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη
πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπάνας τὰς γιγνομένας· διὸ καὶ ἐν 23
τοῖς νόμοις τοῖς Σόλωνος, οἷς οὐκέτι χρῶνται, πολλαχόθι γέγραπται· 24
τοὺς ναυκράρους εἰσπράττειν καὶ ἀναλίσκειν ἐκ τοῦ 25
ναυκραρικοῦ ἀργυρίου. βουλὴν δ' ἐποίησε τετρακοσίους, ἑκατὸν
ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοφυλακεῖν, 26
ὥσπερ ὑπῆρχε καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας καὶ εἰς τὰ 27
ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει, καὶ τοὺς
ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς 28

---

13 *τὰς δ' ἀρχὰς*] Kenyon. Servandum esse *τῆς δ' ἀρχῆς*, nam *κληρωτὰς* esse accusativum substantivi *ὁ κληρωτής*, non recte contendit Bury.

14 *ἑκάστη*] Kenyon. || *προύκρινε*] Blass, *προκρίνοι* Richards, *προκρίνειε* Gertz.

15 *τούτους· ἐκλήρουν*] Kenyon.

16 *κυαμεύειν . σημεῖον*] Kenyon. || *ἐποίησεν*] Hude.

17 *χρώμενοι διατελοῦσιν*] Kenyon.

18 *Σόλων*] Kenyon.

19 *γὰρ*] Kenyon. An *δὲ*? || *Ἀρείῳ πάγῳ βουλὴ*] Kenyon.

20 *ἑκάστην*] vHerwerden. || *ἐπ' ἐνιαυτὸν διατάξασα*] Kenyon vix recte, sed melius nihil succurrit; vLeeuwen suspicatur in lacuna vocem *ἀριστίνδην* latere. || *φυλοβασιλεῖς τέτταρες*] Kenyon.

21 *ἐπὶ*] hoc dedimus e coniectura, *ἐκ* in manuscripto esse putat Kenyon. || *δὲ τῆς φυλῆς ἑκάστης*] Kenyon. || *ναυκραρίαι*] Kenyon.

22 *ἦν δ' ἐπὶ τῶν*] *ἦν δὲ τῶν* Kenyon, *ἐπὶ δὲ τῶν* Blass.

23 *εἰσφορὰς — δαπάνας*] Kenyon.

24 *πολλαχόθι*] Paton, cui nunc assentitur Kenyon; *οἷον εἰκὸς* Kenyon in editione. || *γέγραπται*] Kenyon.

25 *ἀργυρίου*] Kenyon, *ἀργύριον* Rutherford. || *βουλὴν*] Kenyon.

26 *ἔταξεν*] Kenyon. || *ἐπὶ τὸ*] Gennadios Paton, *ἔτι* Kenyon.

27 *καὶ εἰς τὰ ἄλλα τὰ πλεῖστα*] vLeeuwen, *ἐς τά τε ἄλλα καὶ τὰ πλεῖστα* Ken[illegible] tanter. || *πολιτικῶν*] Richards H[illegible]

28 *καὶ*] Blass, *τοῦ* Kenyon. || Kenyon; Paton *κυρία οὖσα μετ* *τοῦ δήμου κολάζειν*.

III γραφουσα τ̀ π.οφασι......θυνεσ$^{\vartheta}$ κ́ τουσ επι κ̀ λυσει του δημου σ́ ισταμ́ουσ εκρινεν
σολων^{o} θεν... ο μ́ .... π́ αυτ́ ορων δ̀ τ̀ μ́ πολιν πολλακι στασιαζουσαν τ́ δ̀
πολιτ́ ενιουσ δ̀ τ̀ ραθυμ..ν .....ντασ το αυτοματον νομον εθηκεν $\overset{προσ}{\text{πρ̣οσ}}$ αυτουσ ϊδιον
οσ αν στασιαζουσησ τ̓ πολε$^{\omega}$ μ. ..ται τα οπλα μηδ̀ μεθ ετερ$^{\omega}$ ατιμον ⟍ κ́ τ̓
πολε$^{\omega}$ μη μετε
χειν τα μ́ ό . ..σ αρχασ τ...ον ...ε τον τροπον δοκει δ̀ τ̓ σολων^{o} πολιτειασ
τρια ταυτ ει
ναι τα δημοτικωτατα πρ..ον μ́ κ́ μεγιστ^{o} το μη δανειζειν επι τοισ σωμασιν επειτα το
εξειναι τωι βουλομ́ωι ...ω....̇ υπερ τ́ αδικουμ́ων τριτον δ̀ μαλιστα φασιν ισχυκεναι
το πληθοσ η εισ το δικα..η.... εφ...σ κυριοσ γ́ ων ο δημοσ τ̓ ψηφου κυρι^{o}
γινετ⅂ τ̓ πολι
τειασ ετι δ̀ κ́ δ̀ το μη γεγραφθ.. .ουσ νομουσ απλωσ μηδ̀ σαφωσ αλλ ωσπερ ο π́ τ́ κλη
ρων κ́ επικληρων αναγκη .. ...λασ αμφισβητησεισ γινεσ$^{\vartheta}$ κ́ παντα βραβευειν και
τα κοινα κ́ τα ιδια τα δικασ.ηρ.. ..οντ⅂ μ́ ό τινεσ επιτηδεσ ασαφεισ αυτον
ποιησαι τουσ
νομουσ οπωσ . τ̓ κρ...̇ ..η... κυρι^{o} ου μην εικοσ αλλα δ̀ το μη δυνασ$^{\vartheta}$
π́λαβειν $\overset{ου}{\text{καθολου}}$
π́λαβειν το βελτιστον ου γ́ ..κ.... .κ τ́ νυν γινομ́ων αλλ εκ τ̓ αλλησ πολιτειασ θεω
ρειν τ̀ εκεινου βουλησιν εν . . ..ισ νομοισ ταυτα δοκει θειναι δημοτικα προ δ̀ τ̓
νομοθεσιασ ποιησα. . . ..εων ...κοπην κ́ μ̀ ταυτα τ̀ τ́^{ε} τ́ μετρ$^{\omega}$ κ́
σταθμων και

---

38 ...λασ] sic, non τασ (Kenyon) ms.

40 οπωσ — κυρι^{o}] lectio incerta; post οπωσ videtur τι scriptum esse, neque τ̓ omnino certum est; deinde κρατ^{o} aut κρισε$^{\omega}$ (Kenyon κρίσεως) sequitur, tunc tres litterae quarum secunda videtur δ esse, tertia est η, denique spatium quod litteras capit tres fere; simplicissima correctio videtur οπωσ τ̓ κρισε$^{\omega}$ ο δημ^{o} ηι κυρι^{o}. ‖ π́λαβειν] vocabulum est deletum. ‖ $\overset{ου}{\text{καθολου}}$] lectio dubia.

43 τ̀ τ^{ε} τ́] prius fuit τ̀τ́τ́.

III ἐκτίσεις ἀνέφερεν εἰς πόλιν οὐκ ἐπιγράφουσα τὴν πρόφασιν τοῦ εὐθύ- 29
νεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν,
Σόλωνος θέντος. ὁ μὲν οὖν ταῦτ' ἔταξε περὶ αὐτῶν. ὁρῶν δὲ τὴν μὲν 30
πόλιν πολλάκις στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν 31
Arist. 353 R. περιμένοντας τὸ αὐτόματον, νόμον ἔθηκε πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν 32
σ τ α σ ι α ζ ο ύ σ η ς τ ῆ ς π ό λ ε ω ς μ ὴ θ ῆ τ α ι τ ὰ ὅ π λ α μ η δ ὲ μ ε θ'
ἑ τ έ ρ ω ν, ἄ τ ι μ ο ν ε ἶ ν α ι κ α ὶ τ ῆ ς π ό λ ε ω ς μ ὴ μ ε τ έ χ ε ι ν. 33

9. τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον ἔταξε τὸν τρόπον. δοκεῖ δὲ
τῆς Σόλωνος πολιτείας τρία τάδ' εἶναι δημοτικώτατα· πρῶτον μὲν καὶ 34
μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ 35
βουλομένῳ τιμωρεῖσθαι ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δέ, ᾧ μάλιστά
φασιν ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστήριον ἔφεσις· κύριος γὰρ 36
ὢν ὁ δῆμος τῆς ψήφου κύριος γίγνεται τῆς πολιτείας. ἔτι δὲ καὶ διὰ 37
τὸ μὴ γεγράφθαι τοὺς νόμους ἁπλῶς μηδὲ σαφῶς, ἀλλ' ὥσπερ ὁ περὶ
τῶν κλήρων καὶ ἐπικλήρων, ἀνάγκη ἦν πολλὰς ἀμφισβητήσεις γίγνεσθαι 38
καὶ πάντα βραβεύειν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τὰ δικαστήρια. οἴονται 39
μὲν οὖν τινὲς ἐπίτηδες ἀσαφεῖς αὐτὸν ποιῆσαι τοὺς νόμους, ὅπως τῆς 40
κρίσεως ὁ δῆμος ᾖ κύριος· οὐ μὴν εἰκός, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι
πανταχοῦ περιλαβεῖν τὸ βέλτιστον· οὐ γὰρ δίκαιον ἐκ τῶν νῦν γιγνομέ- 41
νων ἀλλ' ἐκ τῆς ἄλλης πολιτείας θεωρεῖν τὴν ἐκείνου βούλησιν. 42

10. ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ
τῆς νομοθεσίας ποιῆσαι τὴν τῶν χρεῶν ἀποκοπήν, καὶ μετὰ ταῦτα τήν 43

---

29 πρόφασιν τοῦ] Kenyon. || εὐθύνεσθαι] Blass, κολάζεσθαι Kenyon, ἐκτίνεσθαι Tyrrell.

30 θέντος. ὁ μὲν οὖν ταῦτ' ἔταξε] Kenyon.

31 ῥᾳθυμίαν] Kenyon. || περιμένοντας] Blass (π'μενοντασ) coll. Plut. Solon. 20, item Gennadios; στέργοντας vel ἀγαπῶντας Kontos, στέργοντας vel περιορῶντας Bury, ἀποστάντας Kenyon, ἀποκνοῦντας Rutherford.

32 μὴ θῆται] vLeeuwen, μὴ τιθῆται Richards Blass Kontos, μὴ αἱρῆται Kenyon, μὴ αἴρηται Wyse.

33 περὶ τὰς — τοῦτον] Kenyon. || ἔταξε] vLeeuwen, εἶχε Kenyon. || τάδ'] vHerwerden.

34] τὰ post εἶναι delevimus. || πρῶτον] Kenyon.

35 τιμωρεῖσθαι] Wyse, τιμωρεῖν Paton, δικάζεσθαι Kenyon. || ᾧ] addidit vLeeuwen, ᾗ Kenyon.

36 δικαστήριον ἔφεσις] Kenyon.

37 γεγράφθαι τούς] Kenyon. || ἀλλ' — ἐπικλήρων] haec verba postea inserta esse putat Rutherford; cf. Plut. Solon. c. 20.

38 ἀνάγκη ἦν] Kenyon. || πολλὰς] Blass Richards Paton, τὰς Kenyon, πλείστας Fränkel.

39 δικαστήρια . οἴονται] Kenyon.

40 τῆς κρίσεως ὁ δῆμος ᾖ κύριος] vLeeuwen, τι τῆς κρ. ἔχῃ ὁ δῆμος κύριος Kenyon, τι τῆς κρ. μετέχῃ ὁ δῆμος κύριος ὢν Wyse, διὰ τῆς κρ. ὁ δῆμος ᾖ πάντων κύριος Diels. Si certa essent τι et ἔχῃ, conici posset κῦρος coll. XV[42], idque nunc poscunt Poland Gertz. || πανταχοῦ] vHerwerden, καθόλου Kenyon (cum ms.?), quod defendit Diels coll. Politic. II 8, 1268[b 30]

41 δίκαιον ἐκ] Kenyon.

42 μὲν οὖν τοῖς] Kenyon.

43 ποιῆσαι] vHerwerden Kontos, πα Kenyon. || τὴν] Kenyon. || τῶν] Blas
χρεῶν ἀποκοπήν] Kenyon

III τ̀ του νομισματ^{ο} κ̓ στασιν επ εκεινου γ́ εγενετο κ́ τα μετρα μειω φ τ́ φειδωνει^{ω}
και η μνα προτερ.. .... .βδομηκοντα δραχμασ ανεπληρωθη τ εισ εκατον

COL. IV.

IV ην δ ο αρχαιοσ χαρακτηρ διδραχμον εποιησε δ̓ κ́ σταθμον προσ τ. νομισμα τ...σ
και εξηκοντα μνασ το ταλαντον αγουσασ και επιδι....ηθησαν .. .... τωι
στατηρι κ́ τοισ αλλοισ σταθμοισ διαταξασ δ̓ τ̀ πολιτειαν ονπερ ειρηται τροπον επειδη
προσιοντεσ αυτωι π́ τ́ νομων ενωχλουν τα μ́ επιτιμωντεσ .. . .νακρινον
τεσ βουλομ́οσ μητε ταυτα κεινειν μητ απεχθανεσ^{θ} παρων αποδημιαν εποιη
σατο κατ εμποριαν αμα κ́ θεωριαν εισ αιγυπτον ....νωπου ..ει δ̓κα ετ́ ου γ́
οιεσθαι δικ́ον ⌐ τουσ νομουσ εξηγεισ^{θ} παρων αλλ εκαστον τα γεγραμμ́α ποιησαι
αμα δ̓ κ́ σ́εβαιν.. αυτωι τ́ τε γνωριμων διαφορουσ γεγενησθαι πολλουσ δια τασ
τ́ χρε^{ω} αποκοπ.. .αι τασ στασεισ αμφοτερασ ....θαι δια .. ....δοξαν αυτοισ
κ̓ στασιν
γενεσθαι την ..σαν ταξιν ο μ́ γ́ δημοσ ωιε.. ..... αναδαστα ποιησειν αυτον
οι δ̓ γνωριμοι ..λιν εισ τ̀ αυτ̀ ταξιν αποδωσειν η .... .μ
φοτεροισ ηναντιωθη και εξον αυτωι μεθ οποτερων ηβουλετο συστα... τυραν
νειν ειλετο προσ αμφοτερουσ απεχθεσθηναι σωσασ τ̀ πατριδα κ́ τα βελ..στα νομο

---

44 *κ̓ στασιν*] litterae evanidae, quae partim tamen dignosci possunt; Kenyon non recte *αυξησιν*. || *μειω*] ex *μειζω* correctum esse videtur. Deinde per errorem litteram *φ* posuit librarius (articulum *τ́* omittens), sed mox vitio detecto eam delevit.

45 *προτερ — (ε)βδομηκοντα*] lectio dubia; Kenyon *προτερον* [*μ́ εχο*]*υσα π̓* [*πλησ*]*ιον εβδομηκοντα*, sed neque partim certa haec sunt neque sententiae apta. || *τ εισ*] Kenyon *ταισ*, fortasse iure, quamquam apta sententia sic non nascitur.

4 *αυτωι*] litterae evanidae; vix distinguitur *τ*. || *επιτιμωντεσ*] dubiae sunt litterae *τιμ* et *τεσ*.

5 *εποιησατο*] sic videtur scriptum esse in ms., Kenyon *ελογισατο*, deinde *εποιησατο* cum Richards.

6 *εμποριαν*] litterae *ορια* evanidae. || *αιγυπτον*] certa non est *ν*.

---

44 *κατάστασιν*] vLeeuwen, *αὔξησιν* Kenyon. Cf. IV[10]. || *μείω*] vLeeuwen, *μείζω* Kenyon, quem in errorem abduxisse videtur Plut. Solon. 15.

45 *πρότερον*] Kenyon. || *ἕλκουσα*] Wyse, *μὲν ἔχουσα* Kenyon. || *τρεῖς καὶ*] vLeeuwen Paton, *παραπλήσιον* Kenyon. || *τότ' εἰς*] vLeeuwen, *ταῖς* Kenyon. An *ἀπισώθη ταῖς ἑκατόν* dedit scriptor?

1 *χαρακτὴρ δίδραχμον*] verba corrupta aut lacunosa, quae Wyse et Jos. Mayor ita supplerunt: *χαρακτὴρ* [*βοῦς καὶ τὸ νόμισμα*], hic autem verba *ἦν — δίδραχμον* ex margine in textum irrepsisse putat, item Rutherford;

III τε τῶν μέτρων καὶ σταθμῶν καὶ τὴν τοῦ νομίσματος κατάστασιν. ἐπ' 44
ἐκείνου γὰρ ἐγένετο καὶ τὰ μέτρα μείω τῶν Φειδωνείων, καὶ ἡ μνᾶ 45
πρότερον ἕλκουσα τρεῖς καὶ ἑβδομήκοντα δραχμὰς ἀνεπληρώθη τότ' εἰς
IV ἑκατόν. ἦν δ' ὁ ἀρχαῖος χαρακτὴρ δίδραχμον. ἐποίησε δὲ καὶ πρὸς τὸν 1
σταθμὸν τὸ νόμισμα, ἑξήκοντα μνᾶς τὸ τάλαντον ἀγούσας, καὶ ἐπιδιε- 2
νεμήθησαν αἱ μναῖ τῷ στατῆρι καὶ τοῖς ἄλλοις σταθμοῖς. 3

11. διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες 4
αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, 5
βουλόμενος μήτε ταῦτα κινεῖν μήτ' ἀπεχθάνεσθαι παρών, ἀποδημίαν
ἐποιήσατο κατ' ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον ....νωπου ..ει 6
δέκα ἐτῶν, οὐ γὰρ οἴεσθαι δίκαιος εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρὼν 7
ἀλλ' ἕκαστον τὰ γεγραμμένα ποιῆσαι. ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν 8
τε γνωρίμων διαφόρους γεγενῆσθαι πολλοὺς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, 9
καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παρὰ δόξαν αὐτοῖς γενέσθαι 10
τὴν οὖσαν τάξιν. ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ' ἀνάδαστα ποιήσειν
αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν ἢ σμικρὸν 11
παραλλάξειν· ὁ δ' ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ' ὁποτέρων 12
ἐβούλετο συστάντι τυραννεῖν, εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι σώσας 13
τὴν πατρίδα καὶ τὰ βέλτιστα νομοθετήσας. 14

---

vLeeuwen pro *χαρακτὴρ* proposuit *στατήρ*. || *πρὸς τὸν σταθμὸν*] dubitanter dedimus pro *σταθμὸν πρός*. || Post *νόμισμα* vLeeuwen delevit verba *τρεῖς καί*, quae in ms. esse videntur; corrupta esse intellexit Kenyon, ex versu autem praecedenti irrepsisse credibile est. Glover coniecit *τιθεὶς καθ'*, Hultsch *τουτέστιν*.

2 *ἀγούσας*] *ἄγον* vHerwerden. || *ἐπιδιενεμήθησαν αἱ μναῖ*] Kenyon. Pro *μναῖ* Paton proposuit *μερίδες*.

4 *αὐτῷ*] *πάντες* Kenyon in editione, sed veram lectionem postea indicavit. || *ἠνώχλουν*] Jos. Mayor. || *τὰ δ' ἀνακρίνοντες*] Kenyon.

5 *ἐποιήσατο*] Richards Wyse coll. V[1], Kenyon *ἐλογίσατο*, sed errorem retractavit, Blass *ἐσοφίσατο*, Mayor *προυφασίσατο*. Ex Plut. Sol. 25 *ᾐτήσατο* effecerit quispiam (*ἐπῃτήσατο* nunc Gertz coll. illo loco et Soph. El. 1124).

6 ....*νωπου*..*ει*] lacuna nondum probabiliter expleta; Kenyon *περὶ Κανώπου πόλει* (?); Jos. Mayor *εἰς Αἰγύπτου τὰ ὑπὲρ Κανώπου ὡσεί*. Ecquid fuit *ἐν Κανώπου πόλει*, spuria autem erant ea verba? Canopus (*Κάνωβος* Graece) a Solone commemoratur apud Plut. in vita c. 26.

7 *δίκαιος*] Jackson. || *τούς*] Kenyon. || *παρών*] delet Keil.

8 *συνέβαινεν*] Kenyon.

9 *ἀποκοπάς*] Kenyon. || *ἀμφοτέρας*] -*ρους* Rutherford. || *μεταθέσθαι διὰ τὸ παρὰ δόξαν*] Kenyon.

10 *οὖσαν τάξιν*] hoc in ms. esse videtur; vHerwerden suspicatur aut vocem *κατάστασιν*, quae superscripta est, glossema esse aut lectionem alteram fuisse *τὴν καταστᾶσαν τάξιν*, vLeeuwen legendum esse putat *τὴν τῆς οὐσίας τάξιν*. Kenyon dedit *οὖσαν κατάστασιν*. || *ᾤετο πάντ'*] Kenyon.

11 *πάλιν*] Kenyon. || *ἀποδώσειν*] propter verba *εἰς τ. α. τάξιν* vHerwerden exspectat potius *ἀποκαταστήσειν*. || *ἢ σμικρὸν παραλλάξειν· ὁ δ'*] Blass coll. Topic. Γ' 5, *ἧς μέντο*- *αλλάξας δόξης* Kenyon. Paton coniec *μενος δ' ἄρα φεύξεσθαι τὴν διαβολὴ τέροις ἠλλοτριώθη*.

12 *συστάντι*] Kenyon.

13 *ἀπεχθέσθαι*] Wyse *σθαι ἀνασώσας* Rutherfor

θετησασ ταυτα δ οτι τουτον τροπον εσχεν οι τ αλλοι συμφωνουσι παντεσ . αυτοσ εν
τηι ποιησει μεμνητ' π' αυτ' εν τοισδε δημοι μ' γ' .... γερασ οσσον απαρ...
τιμης ουτ αφελων ουτ αποϱεξαμ'οσ οσοι δ ειχον δυναμιν κ' χρημασιν ησαν αγητοι
και τοισ εφρασαμην μηδεν αεικεσ εχειν εστην δ αμφιβαλων κρατερον σακοσ
αμφοτεροισι νικαν δ ουκ ειασ ουδετερουσ αδικωσ παλιν δ αποφαινομ'οσ π' του
πληθουσ ωσ αυτωι δει χρησθαι δημοσ δ ωδ αν αριστα συν ηγεμονεσσιν εποιτο
μητε λιαν αν.θεισ μητε βιαζομ'οσ τικτει γ' κοροσ υβριν οταν πολυσ ολβοσ επητ..
ανθρωποισιν οσοισ μη νοοσ αρτιοσ ηι και παλιν δ......θι που λεγει π' τ' δ' νεμεσ^{θ}
τ' γην βουλομ'ων οι δ εφ αρπαγαισιν ηλθον ελπιδ ειχον αφνεαν κ......ν
εκαστοσ αυτ' ολβον ευρησειν πολυν κ' με κωτιλλοντα λειωσ τραχυν εκ..
νειν νοον χαυνα μεν τοτ εφρασαντο νυν δ' μοι χολουμενοι λοξ.. .φθ......
ορωσι παντεσ ωστε δηιον ου χρεων . μ' γ' ειπα σ' θεοισιν ηνυ.. .... μα
την εερδον ουδε μοι τυραννιδοσ ..δα... βιαι. ..... ουδ' .... χθονοσ
πατριδος .ακοισιν εσθλουσ ισομοιριαν εχειν ....
ων κ' τ' δουλευοντ' μ' προτερον ελευθερωθεντ' δ' δ' τ' σεισαχθει.. ... . τ'

---

18 αποφαινομ'ος] litterae οσ vix apparent.
21 δ......θι] post δ videtur ι exstare. || δ'νεμεσ^{θ}] Kenyon δ'νειμασ^{θ}; dubitamus.
26] post ουδ' videntur sequi litterae πιε aut πισ. Vox χθονοσ non est certa.
28 ελευθερωθεντ' δ' τ'] litterae evanidae. || ....τ'] non omnino certum est τ'; ante litteram τ videtur scripta esse δ.

---

14 τὸν] addidit Kenyon; vid. ad Π[44]. || καί] Kenyon.
15 sqq.] cf. Plutarch. Solon. 18.
15 δήμῳ] Kenyon cum Plutarcho. || ἔδωκα τόσον] Kenyon cum Plut. || γέρας] κράτος Plut. l.l. || ἀπαρκεῖν] vLeeuwen, ἐπαρκεῖν Brunck ad Plut. l. l., ἀπαρκεῖ Kenyon. An ἀπήρκει?
16 ἐπορεξάμενος] Kenyon cum Plut. || οἳ] Kenyon cum Plut.
19 δῆμος — βιαζόμενος] hos versus affert Plut. Sol. et Popl. comp. 2.
20 ἀνεθεὶς] Kenyon cum Plut. || βιαζόμενος] πιεζόμενος Plut. || τίκτει — ᾖ] haec leguntur in Theogn. 153 sq., sed prior versus Soloni tribuitur a Clemente Alex. Strom. VI 740. || πολὺς] item Clem. Alex. l.l., κακῷ Theogn. l.l.
21 ἀλλαχόθι] Naber, διάγνωθι Kenyon, δὴ ἄλλοθι vHerwerden, δ' ἄλλοθι Bywater Blass alii, ἑτέρωθι Wyse. || διανέμεσθαι] διανείμασθαι Kenyon, fortasse recte.
22 ἦλθον] ἄλλως Poste. || κἀδόκουν] Kenyon.
23 αὐτῶν] αὐτὸς Richards. || ἐκφανεῖν] Kenyon.
24 χαῦνα — δήιοι] affert Plut. Solon. 16. || λοξὸν ὀφθαλμοῖς] e Plut. supplevit Kenyon. || δήιοι] Kenyon cum Reiskio ad Plut. l.l.
25 οὐ — ἔερδον] affert Aristides π. τ. παραφθέ-

IV 12. ταῦτα δ' ὅτι τοῦτον τὸν τρόπον ἔσχεν οἵ τ' ἄλλοι συμφωνοῦσι
πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε· 15

δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας ὅσσον ἀπαρκεῖν,
τιμῆς οὔτ' ἀφελὼν οὔτ' ἐπορεξάμενος. 16
οἳ δ' εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί,
καὶ τοῖσ' ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν. 17
ἔστην δ' ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, 18
νικᾶν δ' οὐκ εἴασ' οὐδετέρους ἀδίκως.

πάλιν δ' ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· 19

δῆμος δ' ὧδ' ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος. 20
τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται
ἀνθρώποισιν ὅσοις μὴ νόος ἄρτιος ᾖ. 21

καὶ πάλιν ἀλλαχόθι που λέγει περὶ τῶν διανέμεσθαι τὴν γῆν βουλομένων· 22

οἳ δ' ἐφ' ἁρπαγαῖσιν ἦλθον, ἐλπίδ' εἶχον ἀφνεάν,
κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν, 23
καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον. 24
χαῦνα μὲν τότ' ἐφράσαντο, νῦν δέ μοι χολούμενοι
λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήιοι, 25
οὐ χρεών· ἃ μὲν γὰρ εἶπα σὺν θεοῖσιν ἤνυσα,
ἄλλα δ' οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδος 26
ἥνδανεν βίαια λήματ' οὐδὲ πιείρας χθονὸς
πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν. 27

πάλιν δὲ καὶ περὶ τῆς ἀπορίας τῆς τῶν πενήτων καὶ τῶν δουλευόντων 28
μὲν πρότερον ἐλευθερωθέντων δὲ τότε διὰ τὴν σεισάχθειαν·

γματος II p. 536 ex Solonis carmine εἰς αὐτὸν καὶ τὴν αὑτοῦ πολιτείαν. || ἃ et ἤνυσα] Kenyon ex Aristid. l. l. || ἄλλα δ'] ex Aristid. (ubi ms. ἅμα, corr. Gaisford) Kenyon. || οὐ] Bury vHerwerden cum Aristid., αὖ Kenyon ex Schneideri ad Aristid. coniectura, ἂν Poste.

26 ἥνδανεν] Richards, ἀνδάνει Kenyon. || βίαια λήματ'] vLeeuwen incerta coniectura; Kenyon βίᾳ τι ῥέζειν, Bury βίᾳ τι κινεῖν. || πιείρας] Kenyon.

27 κακοῖσιν] Blass, θάκοισιν Kenyon, sed in corrigendis [2] Blassio assentitur. || πάλιν — πενήτων] Kenyon; ultimum tamen vocabulum verum esse nequit, nam πενητ', non ..... | ων, scripsisset librarius.

28 τότε] addidit vHerwerden. || τὴν σεισάχθειαν] τῆς σεισαχθείας Richards. || ἐγὼ — .... υσάμην] versus nondum sanati. Kenyon οὕνεκ' ἀξονήλατον (?), quo vocabulo inaudito ad Solonis ἄξονας alludi suspicatur Tyrrell. In ms. aut ξυνήγαγον aut 'ξανήγαγον esse videtur. In versu secundo vHerwerden coniecit δῆμον υ —' τῶν πρὶν τυχῶν ἔπαυσά νιν vel νῦν vel ἐρρυσάμην vel ἐλυσάμην; etiam Sidgwick ἔπαυ-
Kontos et Platt ἐρρυσάμην, I
versus finem fuisse putat
τυχεῖν ἐπαυσάμην, vLeeuwe
τῶν μὲν οὕνεκ' (= ὅτι)
τοιούτων πρὶν τυχὼν

II τηι βασιλειωι κ' ωμοσαν χρησεσθαι παντεσ οι δ εννεα αρχοντεσ ομνυντεσ προσ τωι
λιθωι κατεφατιζον αναθησειν ανδριαντα χρυσουν εαν τινα π̓ βωσι τ' νομων οθεν
ετι κ' νυν ουτωσ ομνυουσι κατεκυρωσεν δ' τουσ νομουσ εισ εκατον ετη κ' διεταξε τ̀ πολι
τειαν τονδε τροπον..τιμηματα διειλεν εισ τετταρα τελη καθαπερ διηιρητο και προτερον
εισ πεντακοσιομε... νον κ' ιππεα κ' ζευγιτ̀ κ' θητα τασ μεν ουν αρχασ απενειμεν

COL. III.

III αρχειν εκ πεντακοσι......... κ' ιππε$^{\omega}$ κ' ζευγιτ' τουσ εννεα αρχοντασ
και τουσ ταμιασ κ' τουσ πωλητ.. κ' τουσ ενδεκα κ' τουσ κωλακρετασ εκαστοισ ανα
λογον τωι μεγεθει του τιμ.μ...σ αποδιδουσ . ..χην τοισ δ' το θητικ^{o} τελουσιν εκ
κλησιασ κ' δικαστηρι$^{\omega}$ μετεδωκε μονον εδει δ' τελειν πεντακοσιομεδιμνον μεν
οσ αν εκ τ̀ οικειασ ποιηι .....κοσια μετρα τα σ' αμφω ξηρα κ' υγρα ιππαδα δ' ⟍ δ' τουσ
τριακοσια ποιότασ ωσ δ' ενιοι φασι τουσ ιπποτροφειν δυναμ'ουσ σημει^{o} δ' φερουσι το τε
ονο$^{\mu}$.ο. τελ^{o} ωσ αν απο του πραγματ^{o} κειμ'ον κ' τα αναθηματα τ' αρχαι$^{\omega}$
ανακειται γ' εν
ακρο..λει εικων διφιλου ε. .. ...γεγραπτ͂ ταδε διφιλου ανθεμιων τηνδ ανεθη
κε θεοισ θητικου αντι τελουσ ιππαδ αμειψαμ'οσ και παρεστηκεν ιππ^{o} εκμαρτυρῶν
ωσ τ̀ ιππαδα τουτο σημαινουσ.ν ου μην αλλ ευλογωτερον τοισ μετριοισ διηιρησθαι
καθαπ' τουσ πεντακοσιομεδιμν^{o} ζευγισιον δε τελειν τουσ διακοσια τα σ' αμφω ποιότασ
τουσ δ αλλουσ θητικ^{o} ουδε..ασ μετεχοντασ αρχησ διο κ' νυν επειδαν ερητ͂ τον μελ

44] inter *τροπον* et *τιμηματα* spatii aliquid est, quod fortasse duabus litteris sufficit.
45 *ιππεα*] vix discernitur.
2 *κωλακρετασ*] sic, non -*γρετασ*, ms.
5 *ιππαδαδ' — δ'* hoc videtur extare in ms., sed litterae *αδα* non sunt certae, prima harum fortasse est *ε*; aut *ιππεασ δε ειναι τουσ* aut *ιππαδα δε τουσ* voluit librarius. Kenyon *ἱππάδα δὲ τοὺς* etc. edidit nihil annotans.
9 *θεοισ*] litterae evanidae, non tamen videtur *θεοισι* extare in ms. || *τελουσ ιππαδ*] vix dispicitur. || *εκμαρτυρῶν*] notetur accentus, qui necessarius est h. l. ne *ἐκ μαρτύρων* possit intellegi.
10 *σημαινουσ.ν*] Kenyon *σημαινουσαν*, idque videtur esse in ms., sed certa non est littera *α*.

II δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ, καὶ 41
ὤμοσαν χρήσεσθαι πάντες· οἱ δ' ἐννέα ἄρχοντες ὀμνύντες πρὸς τῷ
λίθῳ κατεφάτιζον ἀναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι 42
τῶν νόμων· ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσιν. 43

κατεκύρωσε δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη, καὶ διέταξε τὴν πολι-
Arist. r. 350 R. τείαν τόνδε τὸν τρόπον. τὰ τιμήματα διεῖλεν εἰς τέτταρα τέλη, καθάπερ 44
διῄρητο καὶ πρότερον, εἰς πεντακοσιομέδιμνον καὶ ἱππέα καὶ ζευγίτην 45
III καὶ θῆτα. τὰς μὲν οὖν ἀρχὰς ἀπένειμεν ἄρχειν ἐκ πεντακοσιομεδίμνων 1
καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ 2
τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνάλογον 3
τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν. τοῖς δὲ τὸ θητικὸν
τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον. ἔδει δὲ τελεῖν πεν- 4
τακοσιομέδιμνον μὲν ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ 5
συνάμφω ξηρῶν καὶ ὑγρῶν, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας, ὡς 6
δ' ἔνιοί φασι, τοὺς ἱπποτροφεῖν δυναμένους· σημεῖον δ' ἐπιφέρουσι
τό τε ὄνομα τοῦ τέλους καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ἀνάκειται 7
γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ' ᾗ ἐπιγέγραπται τάδε· 8

Διφίλου Ἀνθεμίων τήνδ' ἀνέθηκε θεοῖς, 9
θητικοῦ ἀντὶ τέλους ἱππάδ' ἀμειψάμενος,

καὶ παρέστηκεν ἵππος ἐπιμαρτυρῶν, ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν. 10
οὐ μὴν ἀλλ' εὐλογώτερον τοῖς μέτροις διῃρῆσθαι, καθάπερ τοὺς πεν- 11
τακοσιομεδίμνους. ζευγίσιον δ' ἔδει τελεῖν τοὺς διακόσια τὰ συνάμφω
ποιοῦντας· τοὺς δ' ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς. διὸ καὶ 12

---

44 *τὸν*] addiderunt Blass alii; recurrit vitium IV 14 XII 14 XVI 43, sed *τόνδε τὸν τρόπον* legitur in ms. I 42 XXI 5. || *τὰ*] addidit Gennadios. || *καθάπερ — πρότερον*] cum praecedentibus conciliari vix possunt, spuria esse suspicatur Kenyon, item Millard, Herwerdeni discipulus. Si recte contendit Headlam, ea quae de Dracone in capite 4 leguntur (vid. ad I 42) postea esse addita, veri simile est tunc haec quoque verba inserta esse.

45 *-μέδιμνον*] Kenyon.

1 *πεντακοσιομεδίμνων*] Kenyon; idem explevit versus 2 et 3.

5 *τῆς*] *γῆς* Bywater. || *πεντακόσια*] Kenyon. || *ξηρῶν καὶ ὑγρῶν*] vHerwerden coll. Plut. Sol. 18.

6 *δ' ἐπιφέρουσι*] vHerwerden coll. I 18.

7 *τοῦ*] Kenyon. || Delevimus verba *ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον*, quae emblema esse cum contextus satis ostendit tum usus novicius particularum *ὡς ἂν* *utpote*.

8 *Διφίλου*] delet Thompson. || *ἐφ' ᾗ ἐπιγ.*] vHerwerden Kenyon 2 (*ᾧ* 1). || Distichi prior versus corruptus, requiritur enim hexameter; vHerwerden coniecit *τήνδ' εἰκόνα θῆκε θεοῖσιν*, Thompson *τήνδ' εἰκόνα θεοῖς ἀνέθηκεν*, Naber *Διφίλου. | Ἀνθεμίων τήνδ' ἀθανάτοις ἀνέθηκε θεοῖσιν*, vLeeuwen *Δίφιλος Ἀνθεμίωνος υἱὸς ἀνέθηκε θεοῖσιν*. Apud Pollucem VIII 131 ita affertur: *Διφίλου Ἀνθεμίων ἵππον τόνδ' ἀνέθηκε θεοῖς*, unde Bekker edidit *Διφίλου Ἀνθεμίων τόνδ' ἵππον θεοῖς ἀνέθηκεν*.

9 *ἐπιμαρτυρῶν*] Blass.

10 *σημαίνουσαν*] Kenyon, *σημαίνουσιν* Bury Rutherford Naber; pro interpretamento verba *ὡς — σημαίνουσαν* habet vHerwerden, sin minus, scribendum putat *οὕτω* (sive *τούτῳ*) *σημαίνουσιν*. || *μέτροις*] Kenyon.

11 *δ' ἔδει*] Kontos.

12 *οὐδεμιᾶς*] Kenyon. || *ἔρηται*] *ἔρηταί τις* Rutherford Kontos.

III λ..τα κληρουσ^{θ} τιν αρχην ποιον τελ^{ο} τελει ουδ αν εισ ειποι θητικ^{ο} τ̓ δ αρχησ εποιησε
κληρωτασ εκ προκριτ´ ουσ ....τη προκρινει τ´ φυλ^{ω} προυκρινεν δ εισ τουσ εννε^{α} αρ
χοντασ εκαστη δεκα κ´ του.... ....ρουν οθεν ετι δ̓ μενει ταισ φυλαισ το δ´κα κληρουν
εκαστ̓ ειτ εκ τουτ´ κυαμε.... ...ειον δ οτι κληρωτασ εποιησαν εκ τ´ τιμηματ´ ο π´ τ´
ταμι^{ω} νομοσ ωι χρωμ.. ....ιν ετι και νυν κελευει γ´ κληρουν τουσ ταμιασ
εκ πεντακοσιομεδιμνων ....ν μ´ ό ουτωσ ενομοθετησεν π´ τ´ εννε αρχοντ´
το . αρχαι^{ο} η εν αρ.... ....λη ανακαλεσαμ´η κ´ κρινασα καθ αυτ̓ τον επιτηδειον
εφ εκαστηι τ´ αρχ^{ω} ....σα απεστελλεν φυλαι δ ησαν δ̄ καθαπ´ προτερον και φυλο
..σιλεισ τεσσαρ.. .. . .στ̓ ησαν νενεμημ´αι τριττυεσ μ´ τρεισ ναυκραι
ραι δ´ δωδ´κ. καθ εκαστ̓ .. . . ναυκραρι^{ω} αρχη καθεστηκυα ναυκραροι τεταγμ´η
προσ τε τασ ει.φορασ κ´ τασ .... τασ γινομ´ασ διο κ´ εν τοισ σολ νομοισ τοισ σολων^{ο}
οισ ουκετι χρωνται .ολ...... ..γραπται τουσ ναυκραρουσ εισπραττειν και αναλισκειν
εκ του ναυκραρικ^{ο} αργυ.... ...λην δ εποιησε τετρακοσι^{ο} εκατον εξ εκαστ̓ φυλησ την
δ´ τ´ αρειοπαγειτ´ ..αξεν ε.. νομοφυλακεῖν ωσπερ υπηρχεν κ´ προτερον επισκοποσ
ουσα τ̓ πολιτειασ .... κ´ τα μεγιστα τ´ πολιτ^{ω} διετηρει κ´ τουσ αμαρτανοντασ
ηυθυνεν κυρια ουσα . ..μι.... . κολαζειν κ´ τασ εκτισεισ ανεφερεν εισ πολιν ουκ επι

---

13 *ποιον*] iota non omnino certum est.

16 *εποιησαν*] hoc an *-σεν* in manuscripto sit minus certum, videtur tamen esse *-σαν*.

19] post *το* aut *δ'* aut *γ'* sequitur; Kenyon *γὰρ* dedit, sed *δὲ* in ms. extare videtur.

22 *καθεστηκυα*] sic, non *-κυια*, ms.

23] post *τασ* tantum non certae sunt litterae *δαπ*. || Litterae *σολ* per errorem positae et postea deletae sunt.

26 *νομοφυλακεῖν*] evanidae sunt litterae *νομοφ*, neque circumflexus in fine vocabuli omnino certus est.

28 *ουσα*] vix dispicitur.

III νῦν ἐπειδὰν ἔρηται τὸν μέλλοντα κληροῦσθαί τιν' ἀρχὴν, ποῖον τέλος 13
τελεῖ, οὐδ' ἂν εἷς εἴποι θητικόν.

8. τὰς δ' ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη πρού- 14
κρινε τῶν φυλῶν. προύκρινε δ' εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστη δέκα, 15
καὶ τούτους ἐκλήρουν· ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα κληροῦν .
ἑκάστην, εἶτ' ἐκ τούτων κυαμεύειν. σημεῖον δ' ὅτι κληρωτὰς ἐποίησεν 16
ἐκ τῶν τιμημάτων ὁ περὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι διατελοῦσιν 17
ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς ταμίας ἐκ πεντακοσιο- 18
μεδίμνων. Σόλων μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα
ἀρχόντων. τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ ἀνακαλεσαμένη 19
καὶ κρίνασα καθ' αὑτὴν τὸν ἐπιτήδειον ἐφ' ἑκάστην τῶν ἀρχῶν ἐπ' 20
Arist. fr. 349 R. ἐνιαυτὸν διατάξασα ἀπέστελλεν. φυλαὶ δ' ἦσαν τέτταρες καθάπερ πρό-
τερον καὶ φυλοβασιλῆς τέτταρες, ἐπὶ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν 21
νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ' ἑκάστην. 22
ἦν δ' ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη
πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπάνας τὰς γιγνομένας· διὸ καὶ ἐν 23
τοῖς νόμοις τοῖς Σόλωνος, οἷς οὐκέτι χρῶνται, πολλαχόθι γέγραπται· 24
τοὺς ναυκράρους εἰσπράττειν καὶ ἀναλίσκειν ἐκ τοῦ 25
ναυκραρικοῦ ἀργυρίου. βουλὴν δ' ἐποίησε τετρακοσίους, ἑκατὸν
ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοφυλακεῖν, 26
ὥσπερ ὑπῆρχε καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας καὶ εἰς τὰ 27
ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει, καὶ τοὺς
ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς 28

---

13 *τὰς δ' ἀρχὰς*] Kenyon. Servandum esse *τῆς δ' ἀρχῆς*, nam *κληρωτὰς* esse accusativum substantivi *ὁ κληρωτής*, non recte contendit Bury.

14 *ἑκάστη*] Kenyon. || *προύκρινε*] Blass, *προκρίνοι* Richards, *προκρίνειε* Gertz.

15 *τούτους ἐκλήρουν*] Kenyon.

16 *κυαμεύειν . σημεῖον*] Kenyon. || *ἐποίησεν*] Hude.

17 *χρώμενοι διατελοῦσιν*] Kenyon.

18 *Σόλων*] Kenyon.

19 *γὰρ*] Kenyon. An *δὲ*? || *Ἀρείῳ πάγῳ βουλὴ*] Kenyon.

20 *ἑκάστην*] vHerwerden. || *ἐπ' ἐνιαυτὸν διατάξασα*] Kenyon vix recte, sed melius nihil succurrit; vLeeuwen suspicatur in lacuna vocem *ἀριστίνδην* latere. || *φυλοβασιλεῖς τέτταρες*] Kenyon.

21 *ἐπὶ*] hoc dedimus e coniectura, *ἐκ* in manuscripto esse putat Kenyon. || *δὲ τῆς φυλῆς ἑκάστης*] Kenyon. || *ναυκραρίαι*] Kenyon.

22 *ἦν δ' ἐπὶ τῶν*] *ἦν δὲ τῶν* Kenyon, *ἐπὶ δὲ τῶν* Blass.

23 *εἰσφορὰς — δαπάνας*] Kenyon.

24 *πολλαχόθι*] Paton, cui nunc assentitur Kenyon; *οἷον εἰκὸς* Kenyon in editione. || *γέγραπται*] Kenyon.

25 *ἀργυρίου*] Kenyon, *ἀργύριον* Rutherford. || *βουλὴν*] Kenyon.

26 *ἔταξεν*] Kenyon. || *ἐπὶ τὸ*] Gennadios Paton, *ἔτι* Kenyon.

27 *καὶ εἰς τὰ ἄλλα τὰ πλεῖστα*] vLeeuwen, *ἐς τά τε ἄλλα καὶ τὰ πλεῖστα* Kenyon dubitanter. || *πολιτικῶν*] Richards Hude.

28 *καὶ*] Blass, *τοῦ* Kenyon. || *ζημιοῦν καὶ*] Kenyon; Paton *κυρία οὖσα μετὰ* (vel *ἄνευ*) *τοῦ δήμου κολάζειν*.

III γραφουσα τ̓ π.οφασι......θυνεσ$^{\vartheta}$ κ' τουσ επι κ̀ λυσει του δημου σ' ισταμ' ουσ εκρινεν

σολων^{o} θεν... ο μ' .... π' αυτ' ορων δ' τ̀ μ' πολιν πολλακι στασιαζουσαν τ' δ'

προσ

πολιτ' ενιουσ δ' τ̀ ραθυμ..ν .....ντασ το αυτοματον νομον εθηκεν προσ αυτουσ ϊδιον

οσ αν στασιαζουσησ τ̓ πολε$^{\omega}$ μ. ..ται τα οπλα μηδ' μεθ ετερ$^{\omega}$ ατιμον ⟍ κ' τ̓

πολε$^{\omega}$ μη μετε

χειν τα μ' ό . ..σ αρχασ τ...ον ...ε τον τροπον δοκει δ' τ̓ σολων^{o} πολιτειασ

τρια ταυτ ει

ναι τα δημοτικωτατα πρ..ον μ' κ' μεγιστ^{o} το μη δανειζειν επι τοισ σωμασιν επειτα το

εξειναι τωι βουλομ' ωι ...ω.... υπερ τ' αδικουμ' ων τριτον δ' μαλιστα φασιν ισχυκεναι

το πληθοσ η εισ το δικα..η.... εφ...σ κυριοσ γ' ων ο δημοσ τ̓ ψηφου κυρι^{o}

γινετ' τ̓ πολι

τειασ ετι δ' κ' δ' το μη γεγραφθ.. .ουσ νομουσ απλωσ μηδ' σαφωσ αλλ ωσπερ ο π' τ' κλη

ρων κ' επικληρων αναγκη .. ...λασ αμφισβητησεισ γινεσ$^{\vartheta}$ κ' παντα βραβευειν και

τα κοινα κ' τα ιδια τα δικασ.ηρ.. ..οντ' μ' ό τινεσ επιτηδεσ ασαφεισ αυτον

ποιησαι τουσ

νομουσ οπωσ . τ̓ κρ... ..η... κυρι^{o} ου μην εικοσ αλλα δ' το μη δυνασ$^{\vartheta}$

ου

π' λαβειν καθολου

π' λαβειν το βελτιστον ου γ' ..κ.... .κ τ' νυν γινομ' ων αλλ εκ τ̓ αλλησ πολιτειασ θεω

ρειν τ̀ εκεινου βουλησιν εν . . ..ισ νομοισ ταυτα δοκει θειναι δημοτικα προ δ' τ̓

νομοθεσιασ ποιησα. . . ..εων ...κοπην κ' μ̀ ταυτα τ̀ τ'$^{\varepsilon}$ τ' μετρ$^{\omega}$ κ'

σταθμων και

---

38 ...λασ] sic, non τασ (Kenyon) ms.

40 οπωσ — κυρι^{o}] lectio incerta; post οπωσ videtur τι scriptum esse, neque τ̓ omnino certum est; deinde κρατ^{o} aut κρισε$^{\omega}$ (Kenyon κρίσεως;) sequitur, tunc tres litterae quarum secunda videtur δ esse, tertia est η, denique spatium quod litteras capit tres fere; simplicissima correctio videtur οπωσ τ̓ κρισε$^{\omega}$ ο δημ^{o} ηι κυρι^{o}. || π' λαβειν] vocabulum est deletum. || ^{ου} καθολου] lectio dubia.

43 τ̀ τ$^{\varepsilon}$ τ'] prius fuit τ̀ τ' τ'.

III ἐκτίσεις ἀνέφερεν εἰς πόλιν οὐκ ἐπιγράφουσα τὴν πρόφασιν τοῦ εὐθύ- 29
νεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν,
Σόλωνος θέντος. ὁ μὲν οὖν ταῦτ' ἔταξε περὶ αὐτῶν. ὁρῶν δὲ τὴν μὲν 30
πόλιν πολλάκις στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν 31
Arist. 353 R. περιμένοντας τὸ αὐτόματον, νόμον ἔθηκε πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν 32
στασιαζούσης τῆς πόλεως μὴ θῆται τὰ ὅπλα μηδὲ μεθ'
ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετέχειν. 33

9. τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον ἔταξε τὸν τρόπον. δοκεῖ δὲ
τῆς Σόλωνος πολιτείας τρία τάδ' εἶναι δημοτικώτατα· πρῶτον μὲν καὶ 34
μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ 35
βουλομένῳ τιμωρεῖσθαι ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δέ, ᾧ μάλιστά
φασιν ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστήριον ἔφεσις· κύριος γὰρ 36
ὢν ὁ δῆμος τῆς ψήφου κύριος γίγνεται τῆς πολιτείας. ἔτι δὲ καὶ διὰ 37
τὸ μὴ γεγράφθαι τοὺς νόμους ἁπλῶς μηδὲ σαφῶς, ἀλλ' ὥσπερ ὁ περὶ
τῶν κλήρων καὶ ἐπικλήρων, ἀνάγκη ἦν πολλὰς ἀμφισβητήσεις γίγνεσθαι 38
καὶ πάντα βραβεύειν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τὰ δικαστήρια. οἴονται 39
μὲν οὖν τινὲς ἐπίτηδες ἀσαφεῖς αὐτὸν ποιῆσαι τοὺς νόμους, ὅπως τῆς 40
κρίσεως ὁ δῆμος ᾖ κύριος· οὐ μὴν εἰκός, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι
πανταχοῦ περιλαβεῖν τὸ βέλτιστον· οὐ γὰρ δίκαιον ἐκ τῶν νῦν γιγνομέ- 41
νων ἀλλ' ἐκ τῆς ἄλλης πολιτείας θεωρεῖν τὴν ἐκείνου βούλησιν. 42

10. ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ
τῆς νομοθεσίας ποιῆσαι τὴν τῶν χρεῶν ἀποκοπήν, καὶ μετὰ ταῦτα τήν 43

---

29 *πρόφασιν τοῦ*] Kenyon. ‖ *εὐθύνεσθαι*] Blass, *κολάζεσθαι* Kenyon, *ἐκτίνεσθαι* Tyrrell.

30 *θέντος. ὁ μὲν οὖν ταῦτ' ἔταξε*] Kenyon.

31 *ῥᾳθυμίαν*] Kenyon. ‖ *περιμένοντας*] Blass (*π'μενοντασ*) coll. Plut. Solon. 20, item Gennadios; *στέργοντας* vel *ἀγαπῶντας* Kontos, *στέργοντας* vel *περιορῶντας* Bury, *ἀποστάντας* Kenyon, *ἀποκνοῦντας* Rutherford.

32 *μὴ θῆται*] vLeeuwen, *μὴ τιθῆται* Richards Blass Kontos, *μὴ αἱρῆται* Kenyon, *μὴ αἴρηται* Wyse.

33 *περὶ τὰς — τοῦτον*] Kenyon. ‖ *ἔταξε*] vLeeuwen, *εἶχε* Kenyon. ‖ *τάδ'*] vHerwerden.

34] *τὰ* post *εἶναι* delevimus. ‖ *πρῶτον*] Kenyon.

35 *τιμωρεῖσθαι*] Wyse, *τιμωρεῖν* Paton, *δικάζεσθαι* Kenyon. ‖ *ᾧ*] addidit vLeeuwen, *ᾗ* Kenyon.

36 *δικαστήριον ἔφεσις*] Kenyon.

37 *γεγράφθαι τοὺς*] Kenyon. ‖ *ἀλλ' — ἐπικλήρων*] haec verba postea inserta esse putat Rutherford; cf. Plut. Solon. c. 20.

38 *ἀνάγκη ἦν*] Kenyon. ‖ *πολλὰς*] Blass Richards Paton, *τὰς* Kenyon, *πλείστας* Fränkel.

39 *δικαστήρια. οἴονται*] Kenyon.

40 *τῆς κρίσεως ὁ δῆμος ᾖ κύριος*] vLeeuwen, *τι τῆς κρ. ἔχῃ ὁ δῆμος κύριος* Kenyon, *τι τῆς κρ. μετέχῃ ὁ δῆμος κύριος ὢν* Wyse, *διὰ τῆς κρ. ὁ δῆμος ᾖ πάντων κύριος* Diels. Si certa essent *τι* et *ἔχῃ*, conici posset *κῦρος* coll. XV[42], idque nunc poscunt Poland Gertz. ‖ *πανταχοῦ*] vHerwerden, *καθόλου* Kenyon (cum ms.?), quod defendit Diels coll. Politic. II 8, 1268ᵇ 39.

41 *δίκαιον ἐκ*] Kenyon.

42 *μὲν οὖν τοῖς*] Kenyon.

43 *ποιῆσαι*] vHerwerden Kontos, *ποιήσασθαι* Kenyon. ‖ *τὴν*] Kenyon. ‖ *τῶν*] Blass alii. ‖ *χρεῶν ἀποκοπήν*] Kenyon.

V στεφανοπωλιν θραιτταν ηι ονομα φυη τ̀ θεον απομιμησαμ΄οσ τωι κοσμωι ....εν μετ αυτου κ΄ ο μ΄ πισιστρατοσ εφ αρματοσ εισηλαυνε παραιβατουσησ τ̀ γυναικ.. οι δ εν τωι αστει προσκυνουντεσ εδεχοντο θαυμαζοντεσ η μ΄ ό πρωτη καθοδοσ εγενετο τοιαυτη μ̀ δ΄ ταυτ α.... εξεπεσε το δευτερον ετει μαλιστα εβδομωι μ̀ τ̀ καθοδον ου γ΄ πολυν χρ κατεσχεν αλλα δια το μη βουλεσθ τηι του μεγακλεουσ θυγατρι συγγινεσθ φοβηθεισ αμφο τερασ τασ στασεισ υπεξηλθεν κ΄ πρωτον μ΄ σ΄ωικισε π΄ τον θερμαιο κολπον χωριο ο καλειτ λ ραικηδοσ εκειθεν δ΄ παρηλθεν εισ τουσ π΄ παγγαιο τοπουσ οθεν χρηματισαμ΄οσ κ΄ στρατιω τασ μισθωσαμ΄οσ ελθων εισ ερετριαν ενδ΄κατωι παλιν ετει το πρωτον αναστησασθ βιαι τ̀ αρχην επεχειρει σ΄προθυμουμ΄ων αυτωι πολλων μ΄ κ΄ αλλων μαλιστα δ΄ θη βαιων κ΄ λυγδαμιοσ του ναξιου ετι δ΄ τ΄ ιππεων τ΄ εχοντ΄ εν ερετριαι τ̀ πολιτειαν

COL. VI.

VI νικησασ δ΄ τ̀ επι παλληνιδι ....ν κ΄ λαβων ..... κ΄ παρελομ΄οσ του δημου τα οπλα κατειχεν ηδη τ̀ τυραννιδα βεβαιωσ .΄ εισ ναξον ελ.ων αρχοντα κατεστησε λυγδαμιν παρειλε.ο δ΄ του δημου τα οπλα τονδ΄ τον τροπον εξοπλασιαν εν τ.. ανακειωι ποιησαμ΄οσ εκκλησιαζειν επεχειρ...... .....σεν μικρον ου φασκον τ΄ δ΄ κατακουειν εκελευσεν αυτουσ προσαναβη... προσ το προπυλον τ̀ ακροπο λεωσ ινα γεγωνηι μαλλον εν ωι δ εκεινοσ διετρειβε δημηγορω ανελθοντεσ οι εκ τουτ΄ ...τεταγμ΄.. .. ..΄ ΄ ΄κλησαντεσ εισ .. πλησιον οικηματα του θησειου δια

---

36 θραιτταν] αι vix cernitur.
38 εγενετο] γενε litterae evanidae.
39 εξεπεσε] cum litterae σε male formatae essent, superscripta est littera ε.
43 αναστησασθ] litterae τη tantum non certae sunt.
3 δ΄ τον τροπον] litterae evanidae.
6 μαλλον — διετρειβε] partim vix apparent. || ανελθοντεσ] littera θ deleta est.

V Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμη- 36
σάμενος τῷ κόσμῳ συνεισήγαγε μετ' αὐτοῦ, καὶ ὁ μὲν Πεισίστρατος 37
ἐφ' ἅρματος εἰσήλαυνε παραιβατούσης τῆς γυναικός, οἱ δ' ἐν τῷ ἄστει 38
προσκυνοῦντες ἐδέχοντο.

15. ἡ μὲν οὖν πρώτη κάθοδος ἐγένετο τοιαύτη. μετὰ δὲ ταῦτ' αὖθις 39
538(?) ἐξέπεσε τὸ δεύτερον, ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον· οὐ γὰρ
πολὺν χρόνον κατεῖχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους 40
θυγατρὶ συγγίγνεσθαι φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆλθεν. καὶ 41
πρῶτον μὲν ᾤκισε περὶ τὸν Θέρμαιον κόλπον χωρίον ὃ καλεῖται Ῥαίκηλος, 42
ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους, ὅθεν χρηματι-
σάμενος καὶ στρατιώτας μισθωσάμενος, ἐλθὼν εἰς Ἐρετρίαν ἑνδεκάτῳ 43
528(?) πάλιν ἔτει, τότε πρῶτον ἀνακτήσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχείρει, 44
συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων 45
καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ
VI τὴν πολιτείαν. νικήσας δὲ τὴν ἐπὶ Παλληνίδι μάχην καὶ λαβὼν τὴν 1
rist. ἀρχὴν καὶ παρελόμενος τοῦ δήμου τὰ ὅπλα κατεῖχεν ἤδη τὴν τυραννίδα 2
355 R. βεβαίως, καὶ εἰς Νάξον ἐλθὼν ἄρχοντα κατέστησε Λύγδαμιν. 3

παρείλετο δὲ τοῦ δήμου τὰ ὅπλα τόνδε τὸν τρόπον. ἐξοπλισίαν ἐν τῷ
Ἀνακείῳ ποιησάμενος ἐκκλησιάζειν ἐπεχείρει, ἐπίτηδες δ' ἐφώνησε μικρόν· 4
οὐ φασκόντων δὲ κατακούειν ἐκέλευσεν αὐτοὺς προσαναβῆναι πρὸς τὸ 5
πρόπυλον τῆς ἀκροπόλεως, ἵνα γεγωνῇ μᾶλλον. ἐν ᾧ δ' ἐκεῖνος διέτριβε 6
δημηγορῶν, ἀνελόντες οἱ ἐπὶ τοῦτ' ἐπιτεταγμένοι τὰ ὅπλα αὐτῶν καὶ 7

---

36 *Θρᾷτταν*] *Θρῇτταν* Kenyon aperto errore. ‖ *συνεισήγαγε(ν)*] Kenyon, qui in editione *κατήγαγεν* dederat minus recte, non enim *φυγάς* est dea; hinc Richards coniecit *εἰσήγαγε*, vLeeuwen *ἐπεβίβασε*.

38 *θαυμάζοντες*] delevit Richards, *προσκυνοῦντες* vero Gennadios glossema esse putat.

39 *ταῦτ' αὖθις*] Gennadios, *ταῦτα ὡς* Kenyon, anacoluthon statuens. ‖ *ἑβδόμῳ*] hunc numerum vitiosum esse suspicatur vLeeuwen, propter id quod sequitur *οὐ πολὺν χρόνον*; ecquid *ἑτέρῳ* verum est? Cf. ad V[31].

40 *κατεῖχεν*] Wyse. Mente addendum est *τὴν ἀρχήν*; an ex ms. hoc excidit? ‖ *διὰ — συγγίγνεσθαι*] aut spuria sunt aut excidit aliquid post *συγγίγνεσθαι*, velut *τούτῳ διαβληθεὶς* vel *ἀπεχθόμενος*, quod coniecit vHerwerden.

41 *ᾤκισε*] Gennadios; *συν-* ex *οὖν* natum esse putat Hude.

43 *τότε*] Blass, *μετὰ τὸ* Keil. ‖ *ἀνακτήσασθαι*] vHerwerden, *ἀνασώσασθαι* Kenyon.

1 *μαχὴν* et *τὴν ἀρχὴν*] Kenyon. ‖ *λαβὼν*] *ἀναλαβὼν* Richards.

2 *καὶ* et *ἐλθὼν*] Kenyon.

3 *παρείλετο*] Rutherford, *παρεῖλεν* Kenyon. ‖ *ἐξοπλισίαν*] Kenyon. Sed verum esse *ἐξόπλισιν* suspicamur. ‖ *τῷ*] Kenyon.

4 *ἐπεχείρει, ἐπίτηδες δ' ἐφώνησε*] sic Tyrrell et Gertz; aliud tamen latet, nam in papyro videtur scriptum esse *ἐπεχείρησεν* (cf. VII[40]) ......*ασεν*. Kenyon *ἐπεχείρει φωνῇ* (*φωνῶν* antehac vHerwerden) *δ' ἐξεκλησίασεν* dubitanter.

5 *προσαναβῆναι*] Kenyon.

6 *γεγωνῇ*] Kontos, *γεγώνῃ* Kenyon.

7 *τοῦτ' ἐπιτεταγμένοι*] vHerwerden, *τούτων τεταγμένοι* Kenyon, *τούτῳ τεταγμένοι* Rutherford. ‖ *τὰ ὅπλα αὐτῶν καὶ συγκλήσαντες εἰς τὰ*] Kenyon. ‖ *Θησείου*] Polyaenus multo aptius *τὸ Ἀγραύλιον* commemorat; Thesei a Cimone conditi mentio hinc aliena. Ecquid *Ἐρεχθείου* dederat scriptor?

VI σημηναν ελθοντεσ προσ τον πισιστρατ^{ο} ο δε . . . . .ον αλλον λογον επετελεσεν ειπε
κ́ π́ τ́ οπλων το γεγονοσ . .. . θαυμαζειν ου. ....ειν αλλ απελθονταс επι τ́
ιδιων ⟍ τ́ δ́ κοιν^{ω} ....μελησεσ^{θ} παντ́ . . . . .σιστρατου τυραννισ
εξ αρχησ τε κατεστη ...... τον τροπον κ́ μ̀ βολασ ἔσχεν τοσαυτασ διωικει δ ο
πισιστρατοσ ωσπερ ειρη....ν τ̀ πολιν μετριωσ κ́ μαλλον πολιτικωσ η τυραννι
κωσ εν τε γ́ τ///......... φιλανθρωποσ ην κ́ πραοσ κ́ τοισ αμαρτανουσι σ́γνω
μονικοσ κ́ δη κ́ τοισ α..ροισ προεδανειζε χρ...τα προσ τασ εργασιασ ωστε δια
...εσ γεωργουνται τουτο δ εποιει δυοιν ..ριν ἵνα μητε εν τωι αστει διατρι
βωσιν αλλα διεσπαρμ́οι κ̀ τ̀ χωραν κ́ οπωσ ..πορουντεσ τ́ μετριων κ́ προσ τοισ
.διοισ οντεσ μητ επιθυμωσι μητε σχολαζω... επιμελεισ^{θ} τ́ κοινων αμα δ́
σ́εβαινεν αυτωι κ́ τασ προσοδουσ γινεσ^{θ} .....υσ εξ εργαζομ́^{η}οσ τ̓ χωρασ επρατ
τετο γ́ απο τ́ γιγνομ́ων δ́κατ̀ διο κ́ τουσ κ̀ ...ουσ κατεσκευαζε δικαστασ κ́ αυ
τοσ εξηιει πολλακισ εισ τ̀ χωραν επισκοπων . δ̀ λ...των τουσ δ̀ φερομ́ουσ οπωσ
μη κ̀ βαινοντεσ εισ το αστυ παραμελωσι τ́ ...ων τοιαυτ̓ γ́ τινοσ εξοδου τωι πισι
στρατωι γιγνομ́ησ σ́βηναι φασι τα π́ τον εν τωι ...ττωι γεωργουντα το κλη
θεν υστερον χωρι^{ο} ατελεσ ιδων γ́ τινα .... πετρασ σκαπτοντα κ́ εργαζο
μ́ον δ̀ το θαυμασαι τον πα... εκελευεν ..εσ^{θ} .. ...νεται εκ του χωρι^{ο} ο δ́ οσα
κακα κ́ οδυναι εφη κ́ τουτ́ τ́ κακων κ́ τ́ .δυνων πισιστρατ^{ο} δει λαβειν τ̀ δ́
..τ̀ ο μ́ ό ανθρωποσ απεκρινατο αγνοων . δ́ πισιστρατ^{ο} ησθεισ δια την παρρη

---

8 *προσ τον*] vix cernuntur litterae.
13 *τ///*] post litteram *τ* tres litterae consulto deletae esse videntur, deinde sequuntur novem fere litterae evanidae, quarum quinta videtur esse *θ*; Kenyon certas ducit litteras *τοισ θ*.
20 *εξηιει*] Kenyon *εξηει* in ms. esse dicit; videtur tamen distingui posse *ι*.
23] post *τινα* videtur sequi *π*. || *πετρασ*] ultima littera an sit *ι* dubitari potest.

---

8 *ἐπεὶ τὸν*] Kenyon.
9 *καὶ*] vLeeuwen, *λέγων* Kenyon. || *ὡς οὐ χρὴ*] Kenyon. || *οὐδ' ἀγανακτεῖν*] vLeeuwen, *οὐδὲ καταθυμεῖν* Kenyon, qui litteras *θυμειν* certas ducit; *οὐδὲ δυσθυμεῖν* Mayor. An *οὐδὲ θορυβεῖν*?
10 *εἶναι*] omisit Kenyon, addidit Wyse. Ex *μεῖναι* corruptum putat Hude; in eandem suspicionem inciderat vLeeuwen, quam tamen reiecit coll. VI[17]. || *αὐτὸς*] Richards Wyse, *αὐτῷ* Kenyon. || *νῦν*] Kenyon. || *ἐπιμελήσεσθαι*] vHerwerden Blass Kontos, *μελήσεσθαι* Kenyon. || *ἡ μὲν οὖν Π.*] Kenyon.
11 *τοῦτον*] Kenyon.
12 *εἰρήκαμεν*] Kenyon.
13 *ταῖς ὁμιλίαις*] vHerwerden incerta coniectura, idem aut *ταῖς ἐντεύξεσιν* Gennadios coll. VI[36] et VII[22], *τοῖς θεσμοῖς*] Kenyon.

VI συγκλήσαντες εἰς τὰ πλησίον οἰκήματα τοῦ Θησείου διεσήμηναν ἐλθόντες 8
πρὸς τὸν Πεισίστρατον· ὁ δ' ἐπεὶ τὸν ἄλλον λόγον ἐπετέλεσεν, εἶπε
καὶ περὶ τῶν ὅπλων τὸ γεγονός, καὶ ὡς οὐ χρὴ θαυμάζειν οὐδ' ἀγανακτεῖν, 9
ἀλλ' ἀπελθόντας ἐπὶ τῶν ἰδίων εἶναι, τῶν δὲ κοινῶν αὐτὸς νῦν ἐπιμελή- 10
σεσθαι πάντων.

16. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον 11
τὸν τρόπον καὶ μεταβολὰς ἔσχε τοσαύτας. διῴκει δ' ὁ Πεισίστρατος, ὥσπερ 12
εἰρήκαμεν, τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς· ἔν 13
τε γὰρ ταῖς ὁμιλίαις φιλάνθρωπος ἦν καὶ πρᾶος καὶ τοῖς ἁμαρτάνουσι
συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀπόροις προυδάνειζε χρήματα πρὸς τὰς 14
ἐργασίας, ὥστε διανεκὲς ἐγεωργοῦντο. τοῦτο δ' ἐποίει δυοῖν χάριν, 15
ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι ὦσι κατὰ τὴν 16
χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες 17
μήτ' ἐπιθυμῶσι μήτε σχολάζωσιν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ
συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξ ἐργαζομένης 18
τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς 19
κατὰ δήμους κατεσκεύαζε δικαστὰς καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν 20
χώραν ἐπισκοπῶν καὶ διαλλάττων τοὺς διαφερομένους, ὅπως μὴ κατα- 21
βαίνοντες εἰς τὸ ἄστυ παραμελῶσι τῶν ἀγρῶν. τοιαύτης γάρ τινος ἐξόδου
τῷ Πεισιστράτῳ γιγνομένης συμβῆναί φασι τὸ περὶ τὸν ἐν τῷ Ὑμηττῷ 22
γεωργοῦντα τὸ κληθὲν ὕστερον χωρίον ἀτελές. ἰδὼν γάρ τινα πρεσβύτην 23
πέτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμάσαι τὸν παῖδα ἐκέλευεν 24
ἐρέσθαι τί γίγνεται ἐκ τοῦ χωρίου· ὁ δ' „ὅσα κακὰ καὶ ὀδύναι", ἔφη, 25
„καὶ τούτων Πεισίστρατον δεῖ λαβεῖν τὴν δεκάτην". ὁ μὲν οὖν ἄνθρωπος 26

---

14 *ἀπόροις* et *χρήματα*] Kenyon; pro *ἀπόροις* Stewart mavult *ἀγροίκοις*, sed in ms. id non legitur. || *προυδάνειζε*] *προσεδάνειζε* Wyse. || *διανεκὲς*] vHerwerden, praeferens tamen *διανεκῶς*; Kenyon *διαμπερὲς*.

15 *ἐγεωργοῦντο*] Kenyon, nempe *αἱ ἐργασίαι*. Nisi activum *ἐγεώργουν* dedit scriptor, quod suspicati sunt vHerwerden Blass alii. Verba *ὥστε* — *ἐγεωργοῦντο* emblema esse putat Rutherford, vix recte. || *χάριν*] Kenyon.

16 *ὦσι*] addidit Kontos (sed post *χώραν*). An *οἰκῶσι* (vel *μένωσι*)? || *εὐποροῦντες*] Kenyon.

17 *ἰδίοις* et *σχολάζωσιν*] Kenyon.

18 *μείζους*] Kenyon. || *ἐξ ἐργαζομένης*] vLeeuwen, *ἐξεργαζομένης* Kenyon non recte.

19 *δήμους*] Kenyon.

20 *καὶ διαλλάττων*] Kenyon.

21 *ἀγρῶν*] Kenyon.

22 *τὸ*] vLeeuwen. || *Ὑμηττῷ*] Kenyon.

23 *πρεσβύτην*] vLeeuwen, *παττάλῳ* mira coniectura Kenyon, qui *πα* litteras certas ducit; quod si verum est, *πάνυ σκληρὰς* scriptorem dedisse suspicatur vLeeuwen, quot tamen litteras lacuna vix capit.

24 *παῖδα*] vLeeuwen (*servum suum*), *πάτταλον* Kenyon. Verbi *ἐρέσθαι* subiectum necessarium est; quamquam verum est post *διὰ τὸ θαυμάσαι* exspectari obiectum, quod ubi abest *θαυμάσας* scriptum malis. || *ἐρέσθαι τί γίγνεται*] Kenyon. — Mirum scriptorem non dedisse *θαυμάσας τὸν γέροντα* (vel quisquis fuit) *φάναι ἐκέλευσεν*, vel eiusmodi aliquid.

25 *τῶν κακῶν καὶ τῶν ὀδυνῶν*] delevit vHerwerden. || *ὀδυνῶν* et *δεκάτην*] Kenyon.

26 *αὐτὸν*] addidit vHerwerden. || *ὁ*] Kenyon.

VI σιαν κ΄ τ̀ φιλεργιαν .τελη απαντ΄ εποιησεν αυτον ουδεν δ΄ το πληθοσ ουδ εν
τοισ αλλοισ παρωχλει κ̀ τ̀ αρχην ... αιει π.ρεσκ...ζεν ειρηνην κ΄ ..ηρει τ̀
ησυχιαν διο κ΄ πολλακισ .... ωσ η πισιστρατου τυραννισ ο επι κρον..
βιοσ ειη σ΄εβη γ΄ υστερον δ̀ . ....ν τ΄ υιεων π....ι γενεσ^{θ} τραχυτεραν τ̀ αρ
χην μεγιστον δ΄ παντ΄ .. τ΄ ....μ΄ων .. δημο..κον ⟍ τωι ηθει κ΄ φιλαν
θρωπον εν τε γ΄ τοισ αλλοι. ειωθει παντα διοικειν κ̀ τουσ νομουσ ουδ΄μιαν
εαυτωι πλεονεξιαν διδ... . ...ε προσκληθεισ φονου δικην εισ αρειον παγ̇
αυτοσ μ΄ απηντησεν ωσ απολογησομ΄οσ ο δ΄ προσκαλεσαμ΄οσ φοβηθεισ ελιπεν
διο κ΄ πολυν χ^{ρ} εμεινεν ...... κ΄ οτ εκπεσοι παλιν επελαμβανε ραδιωσ εβου
λοντο γ΄ κ΄ τ΄ γνωριμ^{ω} κ΄ . ...κ^{ω} οι πολλοι τουσ μ΄ γ΄ ταισ ομιλιαισ τουσ δ΄ ταισ
εισ τα ϊδια βοηθειαισ .... κ΄ προσ αμφοτερουσ επεφυκει καλωσ ησαν
δ΄ κ΄ τοισ αθηναιοισ οι π΄ τ΄ .....ν^{ω} νομοι πραοι κατ εκεινουσ τουσ κ΄ρουσ οι τ
αλλοι κ΄ δη κ΄ ο μαλιστα κα...... προσ τα τ̀ τυραννιδοσ νομοσ γ΄ αυτοισ ην οδε
θεσμια ταδε αθηνα... . ...ρια εαν ..νεσ τυραννειν επανιστ..ται .πι τυ
ραννιδι τι σ΄καθιστηι .... ατιμον . . αυτον κ΄ γενοσ πισιστρατ^{ο} μ΄ ό
ενκατεγηρασε τηι αρχηι κ΄ απ..... νοσησασ επι .ιλονεω αρχοντοσ αφ ου μεν
κατεστη το πρωτον τυραννοσ ετη τρια..... κ΄ τρια βιωσασ α δ εν τηι αρχηι δι
εμεινεν ενοσ δ΄οντα εικοσι εφευγεν γ΄ τα ...πα διο κ΄ φανερωσ ληρουσι φασκοντεσ

---

27 ουδ] ου litterae vix apparent.
35 κ΄ οτ] litterae non certae. || εκπεσοι] οι litterae evanidae. || ραδιωσ εβου] vix dispiciuntur.
37 κ΄] obscurum. || καλωσ] litterae evanidae.
38 πραοι] vix cernitur.
39 προσ τα τ̀] litterae τα evanidae; προσ τ̀ τ̀ scriptum esse putat Kenyon.
40 .πι] ante πι uni tantum litterae locus est.

---

27 ἀτελῆ] Kenyon.
28 παρηνώχλει] Wyse Mayor. || ἀλλ' — παρεσκεύαζεν — ἐτήρει] Kenyon. || τὴν] δι' Kenyon, sed retractavit errorem.
29 ὕστερον ἐλέγετο] sic e coniectura dedimus, Kontos ἔπειτ' ἐλέγετο, Kenyon παρῳμιάζετο, litteras ετο certas esse ratus. An ἔλεγον ὕστερον? || Κρόνου] Kenyon.
30 τὴν ὕβριν] Sidgwick Gennadios, τῆς ὕβρεως Kenyon; Richards τὸν φόβον mavult. || πολλῷ] Kenyon.
31 ἦν] Kenyon. || ἐπαινουμένων] Jos. Mayor Newman, ἀρεσκομένων Kenyon, κεχαρισμένων scribendum esse putat Richards. || τὸ δημοτικὸν] Kenyon.
33 διδοὺς καί ποτε] Kenyon.

VI ἀπεκρίνατο αὐτὸν ἀγνοῶν, ὁ δὲ Πεισίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν 27
καὶ τὴν φιλεργίαν ἀτελῆ ἁπάντων ἐποίησεν αὐτόν.
οὐδὲν δὲ τὸ πλῆθος οὐδ' ἐν τοῖς ἄλλοις παρηνώχλει κατὰ τὴν ἀρχήν, 28
ἀλλ' ἀεὶ παρεσκεύαζεν εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ καὶ πολλάκις 29
ὕστερον ἐλέγετο ὡς ἡ Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόνου βίος εἴη· 30
συνέβη γὰρ ὕστερον διὰ τὴν ὕβριν τῶν υἱέων πολλῷ γενέσθαι τραχυτέραν
τὴν ἀρχήν. μέγιστον δὲ πάντων ἦν τῶν ἐπαινουμένων τὸ δημοτικὸν 31
εἶναι τῷ ἤθει καὶ φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλοις εἰώθει πάντα 32
διοικεῖν κατὰ τοὺς νόμους, οὐδεμίαν ἑαυτῷ πλεονεξίαν διδούς, καί ποτε 33
προσκληθεὶς φόνου δίκην· εἰς Ἄρειον πάγον αὐτὸς μὲν ἀπήντησεν ὡς 34
ἀπολογησόμενος, ὁ δὲ προσκαλεσάμενος φοβηθεὶς ἐξέλιπεν. διὸ καὶ πολὺν 35
χρόνον ἔμεινεν ἐν ἀρχῇ καὶ ὅτ' ἐκπέσοι πάλιν ἀπελάμβανε ῥᾳδίως, ἐβούλοντο 36
γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί· τοὺς μὲν γὰρ
ταῖς ὁμιλίαις τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσήγετο καὶ πρὸς 37
ἀμφοτέρας ἐπεφύκει καλῶς. ἦσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν 38
τυράννων νόμοι πρᾷοι κατ' ἐκείνους τοὺς καιροὺς οἵ τ' ἄλλοι καὶ δὴ 39
καὶ ὁ μάλιστα καθεστὼς πρὸς τὰ τῆς τυραννίδος· νόμος γὰρ αὐτοῖς ἦν
ὅδε· θέσμια τάδε Ἀθηναίων ἐστὶ πάτρια, ἐάν τινες τυραν- 40
νεῖν ἐπανιστῶνται, ἢ ἐπὶ τυραννίδι τις συγκαθιστῇ 41
συνωμοσίαν, ἄτιμον εἶναι καὶ αὐτὸν καὶ γένος.
17. Πεισίστρατος μὲν οὖν ἐγκατεγήρασε τῇ ἀρχῇ, καὶ ἀπέθανε νοσήσας 42
527. ἐπὶ Φιλόνεω ἄρχοντος, ἀφ' οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος ἔτη 43
τριάκοντα καὶ τρία βιώσας, ἃ δ' ἐν τῇ ἀρχῇ διέμεινεν ἑνὸς δέοντα 44
εἴκοσιν· ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν οἱ φάσκοντες

---

34 *ἐξέλιπεν*] Richards coll. Dinarch. 3, 98 Plat. Leg. XII 943*a*.

35 *ἐν ἀρχῇ καὶ ὅτ'*] Blass, sed post *ἐν* addito *τῇ* (cf. VI[43]), quod non capit lacuna; vHerwerden Kontos *ἐν τῇ ἀρχῇ, ἐπεί τ'*. || *ἀπελάμβανε*] Wyse Gennadios, *ἀν-* Richards. Cf. VIII[25] XI[26] XV[19].

36 *τῶν δημοτικῶν*] Kenyon.

37 *προσήγετο*] Lacon, idque in ms. esse nunc putat Kenyon, *προσηγάγετο* Richards, *προσῆκτο* Kontos, *ἐθώπευεν* Mayor, *ὠφέλησεν* Kenyon, *ἐδημαγώγει* Newman Gennadios. || *ἀμφοτέρας*] vHerwerden. || Post *καλῶς* aliquid deesse putat Rutherford.

38 *τυράννων*] Kenyon. Vocabulum nobis suspectum; ecquid *πολιτικῶν* dederat auctor? Keil spuria ducit verba *περὶ τῶν τυράννων*.

39 *καθεστὼς*] vHerwerden dubitanter, *καθήκων* Kenyon. || *πρὸς τὰ τῆς*] *πρὸς τῆς* Kenyon, qui in ms. putat esse *πρὸς τὴν τῆς*; correxit vLeeuwen.

40 *Ἀθηναίων ἐστὶ πάτρια — τινες — ἐπανιστῶνται ἢ ἐπὶ*] Kenyon. In ms. *ηπι* (*ἢ 'πι*) scriptum esse videtur.

41 *τις*] Kenyon. || *συνωμοσίαν*] vLeeuwen (*σ'ωμοσιαν*), Kenyon *τὴν τυραννίδα* (sine sensu). || *εἶναι καὶ*] vLeeuwen (— *κ'*), minus recte [*εἶν*]*αι* Kenyon.

42 *ἀπέθανε* et *Φιλόνεω*] Kenyon.

43 *τριάκοντα*] Kenyon. || *βιώσας*] suspectum in hoc scriptore pro *βιούς*.

44 *ἔφευγε(ν)*] Jos. Mayor Rutherford Gennadios Hude, *ἔφυγεν* Kenyon. || *λοιπά*] Kenyon. || *ληροῦσιν οἱ*] vHerwerden Lacon Hude.

COL. VII.

VII ερωμ'ον ⟍ πισιστρατ^{ο} σολων^{ο} κ' στρατηγειν εν τωι προσ μεγαρεασ πολεμωι
π' σαλαμεινοσ ου γ' ενδ'χετ' ταισ ηλικιαισ εαν τισ αναλογιζητ' τον εκατερου
βιον κ' εφ ου απεθανεν αρχοντοσ τελευτησαντοσ δ' πεισιστρατ^{ο} κατειχον
οι υιεισ τ' αρχην προαγαγοντεσ τα πραγματα τον αυτον τροπον ησαν δ' δυο μεν
εκ τ' γαμετ' ιππιασ κ' ιππαρχ^{ο} δυο δ εκ τ' αργειασ ϊοφων κ' ηγησιστρατ^{ο} ωι παρωνυ
μιον ην θετταλ^{ο} εγημεν γ' πισιστρατ^{ο} εξ αργουσ ανδροσ αργειου θυγατερα ωι
ονο^{μ} ην γοργιλοσ τιμωνασσαν ην προτερον εσχεν γυναικα αρχινοσ ο αμπρα
κιωτ' τ' κυψελιδ^{ω} οθεν κ' η προς τουσ αργειουσ ενεστη φιλια κ' σ'εμαχεσαντο
χιλιοι τ' επι παλληνιδι μαχην .γησιστρατ^{ο} κομισαντ^{ο} γημαι δ' φασι τ' αργειαν
οι μ' εκπεσοντα το πρωτον οι δ' κατεχοντα τ' αρχην ησαν δ' κυριοι τ' μ' πραγματ'
δια τα αξιωματα κ' δ' τασ ηλικιασ ιππαρχ^{ο} κ' ιππιασ πρεσβυτερ^{ο} δ' ων δ ιππιασ κ' τηι
φυσει πολιτικοσ κ' εμφρων ⟍... στατει τ' αρχησ ο δ ιππαρχ^{ο} παιδιωδησ κ' ερω..
κοσ κ' φιλομουσοσ ην κ' τουσ π' ..ακρεοντα κ' σιμωνιδην κ' τουσ αλλουσ ποιη
τασ ουτοσ ην ο μ'πεμπομ'οσ θετταλοσ δ' νεωτεροσ πολυ κ' τωι βιωι θρασυσ
——κ' υβριστ' αφ ου και σ'εβη τ' αρχην αυτοισ γενεσθαι παντ' τ' κακων ερασθεισ γ'
του αρμοδιου κ' διαμαρτανων τ' προσ αυτον ..λιασ ου κατειχε τ' οργην αλλ εν τε
τοισ αλλοισ ενεσημαινε το πικ... κ' το τελευταιον μελλουσαν αυτου τ' αδελφην
κ.....ρειν παναθηναιοισ ε..λυσεν λοιδορησασ τι τον αρμοδιον ωσ μαλακον
οντα .... σ'εβη παροξυνθεντασ τον αρμοδι^{ο} κ' τον αριστογειτονα πραττειν τ' πραξιν
μετ .... πολλων ηδη δ' π..ρουντεσ εν ακροπολει τοισ παναθηναιοισ ιππιαν

9 .γησιστρατ] litterae γη pallidae sed tamen certae sunt.
12 ⟍] signum non prorsus certum, a sententia autem alienum.
15] praescripta est huic versui lineola.
19 παροξυνθεντασ] ασ vix apparent litterae; fortasse supra ασ scripta est ε (-θεντε).
20] post μετ distingui posse videntur litterae αλλων.

4 προάγοντες] Blass vHerwerden alii, παραλαβόντες Richards coll. XVII[29].

5 Ἀττικῆς] addidit vHerwerden, πρώτης Bury. Ex Herod. V 94 (παῖδα νόθον) Wyse

VII ἐρώμενον εἶναι Πεισίστρατον Σόλωνος καὶ στρατηγεῖν ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις, ἐάν τις ἀναλογίζηται τὸν ἑκατέρου βίον καὶ ἐφ' οὗ ἀπέθανεν ἄρχοντος.

τελευτήσαντος δὲ Πεισιστράτου κατεῖχον οἱ υἱεῖς τὴν ἀρχήν, προάγοντες τὰ πράγματα τὸν αὐτὸν τρόπον. ἦσαν δὲ δύο μὲν ἐκ τῆς Ἀττικῆς γαμετῆς, Ἱππίας καὶ Ἵππαρχος, δύο δ' ἐκ τῆς Ἀργείας, Ἰοφῶν καὶ Ἡγησίστρατος, ᾧ παρωνύμιον ἦν Θετταλός. ἔγημε γὰρ Πεισίστρατος ἐξ Ἄργους ἀνδρὸς Ἀργείου θυγατέρα, ᾧ ὄνομα ἦν Γόργιλος, Τιμώνασσαν, ἣν πρότερον ἔσχε γυναῖκα Ἀρχῖνος ὁ Ἀμπρακιώτης τῶν Κυψελιδῶν· ὅθεν καὶ ἡ πρὸς τοὺς Ἀργείους συνέστη φιλία, καὶ συνεμαχέσαντο χίλιοι τὴν ἐπὶ Παλληνίδι μάχην, Ἡγησιστράτου κομίσαντος. γῆμαι δέ φασι τὴν Ἀργείαν οἱ μὲν ἐκπεσόντα τὸ πρῶτον, οἱ δὲ κατέχοντα τὴν ἀρχήν.

18. ἦσαν δὲ κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππαρχος καὶ Ἱππίας, πρεσβύτερος δ' ὢν ὁ Ἱππίας καὶ τῇ
st. 1 R. φύσει πολιτικὸς καὶ ἔμφρων ἐπεστάτει τῆς ἀρχῆς, ὁ δ' Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν, καὶ τοὺς περὶ Ἀνακρέοντα καὶ Σιμωνίδην καὶ τοὺς ἄλλους ποιητὰς οὗτος ἦν ὁ μεταπεμπόμενος. ἀφ' οὗ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἁρμοδίου καὶ διαμαρτάνων τῆς πρὸς αὐτὸν φιλίας, οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ' ἔν τε τοῖς ἄλλοις ἐνεσημαίνετο τὸ πικρόν, καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν, λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὄντα· ὅθεν συνέβη παροξυνθέντας τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα πράττειν τὴν πρᾶξιν μετ' ἄλλων οὐ

---

efficit unam tantum γαμετὴν Pisistrato fuisse, cum Argiva autem muliere iustas nuptias ei esse non potuisse. || ᾧ — Θετταλός] haec verba spuria ducit Richards, vocabulum παρωνύμιον novicium esse monens.

6 ἐξ Ἄργους et ᾧ — Γόργιλος] haec quoque delet Richards.

8 συνέστη] vLeeuwen;. cf. ad II[18].

9 ἐπὶ] ἐν Kenyon; correxit Blass coll. VI[1]. || Ἡγησιστράτου] John Mayor, Πεισιστράτου Kenyon.

10 μὲν τῶν] Blass Richards, μὲν del. Jos. Mayor.

12 ἐπεστάτει et ἐρωτικὸς] Kenyon.

14] verba Θετταλὸς δὲ νεώτερος πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστής delevit vHerwerden; quae si sana essent, scriptor dixisset non Hipparchum sed Thessalum Harmodii fuisse amatorem et causam extitisse pulsorum Pisistratidarum. Dubitat tamen vLeeuwen an ipsi auctori, qui in hac narratione a Thucydide semel et iterum discrepet, hic error sit tribuendus; legit certe haec verba Heraclides περὶ πολ. Ἀθηναίων (fr. 611 R.): Ἵππαρχος ὁ υἱὸς Πεισιστράτου παιδιώδης ἦν καὶ ἐρωτικὸς καὶ φιλόμουσος, Θεσσαλὸς δὲ νεώτερος καὶ θρασύς.

16 φιλίας] Kenyon.

17 ἐνεσημαίνετο] Richards. || πικρόν] Kenyon.

18 κανηφορεῖν et ἐκώλυσεν] Kenyon.

19 ὅθεν] Kenyon.

20 μετ' ἄλλων οὐ πολλῶν vLeeuwen] μετὰ πολιτῶν πολλῶν Kenyon, μετ' ὀλίγων ἄλλων Richards, μετὰ πολιτῶν οὐ πολλῶν Gennadios, μετὰ συνειδότων οὐ πολλῶν Mayor. Non multos fuisse dicit Thucydides VI 56. Etiam μετὰ συνωμοτῶν (σ'ωμοτ') οὐ πολλῶν in mentem venit. || δὲ παρατηροῦντες] δ' ἐπιτηροῦντες Kontos (δ'π' aut δ'πι).

VII ετυγχανεν γ' ουτοσ μ.'χομ'οσ ο δ ιππαρχ^{ο} αποστελλων τ' πομπην ιδοντεσ τινα τ'
κοινωνουντ' τ' πρα.εωσ φιλανθρωπωσ εντυγχανοντα τωι ιππιαι και νομισαν
τεσ μηνυειν βουλομ'.. .. δρασαι προ τ' συλληψε^{ω} κ'βαντεσ και προεξαναστακτεσ
τ' ... τον μ' ιππα.. διακ..μουντα την πομπην π' το λεωκορειον απεκτειναν
.. . . ..ην ελυμην..το πραξιν αυτων δ ο μ' αρμοδι^{ο} ευθεωσ ετελευτησεν ὑπο
τ' δ...φορων ο δ αριστο...τ' υστερον σ'ληφθεισ κ' πολυν $\overset{ρ}{χ}$ αικισθεισ κατηγορησεν
δ εν .... αναγκαισ πολλων οι κ' ... φυσει τ' επιφανων κ' φιλοι τοισ τυραννοισ ησαν
ου . .δυναντο π' χρημα λαβειν ουδεν ιχνοσ τ' πραξε^{ω} αλλ ο λεγομ'οσ λογ^{ο} ωσ
ο ιππιασ απο
στησασ απο τ' οπλων τουσ πομπευοντασ εφωρασε τουσ τα εγχειριδια εχοντασ ουκ α
ν ο
—ληθεσ / ου γ' επεμπον το μεθ οπλων αλλ υστερον τουτο κατεσκευασε δημοσ κατηγο
αμα
ρει δ' τ' του τυραννου φιλων ωσ μ' οι δημοτικοι φασιν επι...εσ ἵνα ασεβησαιεν κ' γε
αγεννεισ
νοιντο ανελοντεσ δ' τουσ αναιτιουσ κ' φιλουσ εαυτ' ωσ δ ενιοι λεγουσιν ουχι πλασ
τομ'οσ αλλα τουσ σ'ειδοτασ εμηνυεν κ' τελοσ ωσ ουκ ηδυνατο παντα ποιων αποθανειν
επαγγειλαμ'οσ ωσ αλλουσ μηνυσων πολλουσ κ' πεισασ αυτωι τον ιππιαν δουναι τ' δ'
ξιαν πιστε χαριν ωσ ελαβεν ονειδισασ οτι //// τωι φονει ταδελφου τ' δ'ξιαν δ'δωκε
ουτω παρωξυνε τον ιππιαν ωσθ ὑπο τ' οργησ ου κατειχεν εαυτον αλλα σπασαμ'οσ τ'
μαχαιραν διεφθειρεν αυτον μ' δ' ταυτα σ'εβαινεν πολλωι τραχυτεραν ειναι τ' τυραν
νιδα κ' γ' δια το τιμωρειν ταδελφωι κ' δ' το πολλουσ ανηιρηκεναι κ' εκβεβληκεναι
πασιν ην απιστοσ κ' π.στ^{ο} ετει δ' τεταρτωι μαλιστα μ' τον ιππαρχ^{ο} θανατ^{ο}
σ
επει εν κακωι
τωι
ειχεν τα εν αστει τ' μουνυχιαν επεχειρησε τειχιζειν ωσ εκει μεθιδρυσομ'οσ εν

---

21 μ.'χομ'οσ] claris litteris haec extant, fuit igitur μ'δ'χομ'οσ.
25 πραξιν] vix discernuntur litterae ξιν.
30] praescripta huic versui est lineola.
32] δ' deletum est.
35 πιστε] πιστε^{ω} scribi debuerat, sed ω abest, neque ε littera certa est. || ////] deletae hoc loco, fortasse casu, sunt litterae quatuor, quae partim apparent; ecquid latet εχων?
39 ην] εγ scribere coepit. || εν κακωι] deletae sunt litterae εν, et ι in σ est mutatum.

VII πολλῶν. ἤδη δὲ παρατηροῦντες ἐν ἀκροπόλει τοῖς Παναθηναίοις Ἱππίαν
(ἐτύγχανε γὰρ οὗτος μὲν δεχόμενος ὁ δ' Ἵππαρχος ἀποστέλλων τὴν 21
πομπήν), ἰδόντες τινὰ τῶν κοινωνούντων τῆς πράξεως φιλανθρώπως 22
ἐντυγχάνοντα τῷ Ἱππίᾳ καὶ νομίσαντες μηνύειν, βουλόμενοί τι δρᾶσαι 23
πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες τῶν ἄλλων τὸν 24
μὲν Ἵππαρχον διακοσμοῦντα τὴν πομπὴν περὶ τὸ Λεωκόρειον ἀπέκτειναν,
ᾧ τὴν ὅλην ἐλυμήναντο πρᾶξιν, αὐτῶν δ' ὁ μὲν Ἁρμόδιος εὐθέως 25
ἐτελεύτησεν ὑπὸ τῶν δορυφόρων, ὁ δ' Ἀριστογείτων ὕστερον συλληφθεὶς 26
καὶ πολὺν χρόνον αἰκισθείς. κατηγόρησε δ' ἐν ταῖς ἀνάγκαις πολλῶν 27
οἳ καὶ τῇ φύσει τῶν ἐπιφανῶν καὶ φίλοι τοῖς τυράννοις ἦσαν. οὐ γὰρ 28
ἐδύναντο παραχρῆμα λαβεῖν οὐδὲν ἴχνος τῆς πράξεως, ἀλλ' ὁ λεγόμενος
λόγος, ὡς ὁ Ἱππίας ἀποστήσας ἀπὸ τῶν ὅπλων τοὺς πομπεύοντας 29
ἐφώρασε τοὺς τὰ ἐγχειρίδια ἔχοντας, οὐκ ἀληθής ἐστιν· οὐ γὰρ ἔπεμπον 30
τότε μεθ' ὅπλων, ἀλλ' ὕστερον τοῦτο κατεσκεύασεν ὁ δῆμος. κατηγόρει 31
δὲ τῶν τοῦ τυράννου φίλων, ὡς μὲν οἱ δημοτικοί φασιν, ἐπίτηδες ἵνα
ἀσεβήσειαν ἅμα καὶ γένοιντο ἐναγεῖς ἀνελόντες τοὺς ἀναιτίους καὶ 32
φίλους ἑαυτῶν, ὡς δ' ἔνιοι λέγουσιν, οὐχὶ πλαττόμενος ἀλλὰ τοὺς 33
συνειδότας ἐμήνυεν. καὶ τέλος ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀπο-
θανεῖν, ἐπαγγειλάμενος ὡς ἄλλους μηνύσων πολλοὺς καὶ πείσας αὐτῷ 34
τὸν Ἱππίαν δοῦναι τὴν δεξιὰν πίστεως χάριν, ὡς ἔλαβεν ὀνειδίσας ὅτι 35
τῷ φονεῖ τοῦ ἀδελφοῦ τὴν δεξιὰν δέδωκε οὕτω παρώξυνε τὸν Ἱππίαν 36
ὥσθ' ὑπὸ τῆς ὀργῆς οὐ κατεῖχεν ἑαυτὸν ἀλλὰ σπασάμενος τὴν μάχαιραν
διέφθειρεν αὐτόν. 37

511. **19.** μετὰ δὲ ταῦτα συνέβαινε πολλῷ τραχυτέραν εἶναι τὴν τυραννίδα· 38
καὶ γὰρ διὰ τὸ τιμωρεῖν τῷ ἀδελφῷ καὶ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι
καὶ ἐκβεβληκέναι πᾶσιν ἦν ἄπιστος καὶ πικρός. ἔτει δὲ τετάρτῳ μάλιστα 39
μετὰ τὸν Ἱππάρχου θάνατον, ἐπεὶ κακῶς εἶχε τὰ ἐν τῷ ἄστει, τὴν 40

---

21 μὲν δεχόμενος] vLeeuwen Kontos, μετερχόμενος Kenyon.
22 πράξεως] Kenyon.
23 βουλόμενοί τι] Kenyon.
24 ἄλλων et Ἵππαρχον διακοσμοῦντα] Kenyon. || περὶ] vLeeuwen.
25 ᾧ τὴν] vLeeuwen, τὴν μὲν οὖν Kenyon, qui post ἀπέκτειναν claudit praecedentem sententiam, non recte, nisi deleatur particula μὲν ante Ἵππαρχον collocata. || ὅλην ἐλυμήναντο] Kenyon.
26 δορυφόρων et Ἀριστογείτων] Kenyon.
27 ταῖς] Kenyon. || τῇ] Kenyon.
28 γὰρ ἐδύναντο] Kenyon.
30 ἀληθής] Kenyon. || ἔπεμπον τότε] vHerwerden vLeeuwen.
31 τοῦ τυράννου] τῶν τυράννων Richards. || ἐπίτηδες] Kenyon. || ἀσεβήσειαν] -σαιεν ms.
32 ἐναγεῖς] Richards Rutherford Gennadios Kontos Hude.
33 ἐμήνυεν] μηνύων vHerwerden.
35] post ὅτι fortasse in papyro sequitur ἐκών.
39 πικρός] Kenyon; in ms. πιστο fuisse satis certum est.
40 ἐκεῖσε] Mayor Sidgwick vHerwerden.

VII ταυτης δ' ων εξηγειτο τον κλεομενην τον λακεδαιμονοσ βασιλε^ω χρησμων γινομ'ων
αει τοις λακωσι κ λυειν τ τυραννιδα δια τοιαν ...... οι φυγαδεσ ων οι αλκμεωνιδαι
προειστηκεσαν αυτοι μ' δι αυτ' ουκ ηδυναντο ποιησασθ^α τ καθοδον αλλ αιει προσεπταιον

COL. VIII.

VIII εν τε γ' τοισ αλλοισ οισ επραττον διεσφαλλοντο κ' τειχισαντεσ εν τηι χωραι
λειψυδριον το υπερ παρνηθοσ εισ ο σ'εξηλθον τινεσ τ' εκ του αστε^ω εξεπολιορ
κηθησαν υπο τ' τυραννων οθεν υστερον μ' ταυτ' τ' σ'φοραν ηιδον εν τοισ σκο
λιοισ αιει αιαι λειψυδρι^ο προδωσεταιρον οιουσ ανδρασ απωλεσασ μαχεσθαι αγαθουσ
τε κ' ευπατριδασ οι τοτ εδειξαν οιων πατερων εσαν αποτυγχανοντεσ ὁ εν
απ.σι τοισ αλλοισ εμισθωσαντο τον εν δελφοισ νεων οικοδομειν οθεν ευπο
ρησαν χρηματ' προσ τ' τ' λακωνων βοηθειαν η δ' πυθια προεφερεν αιει τοισ λα
κεδαιμονιοισ χρηστηριαζομ'οισ ελευθερουν τασ αθηνασ εισ τουτ ευθεωσ πρου
τρεψε τουσ σπαρτιατασ κ'π' οντ' ξενων αυτοισ τ' πεισιστρατιδων σ'εβαλλετο δ'
ουκ ελαττω μοιραν τ' ορμησ τοισ λακωσιν η προσ τουσ αργειουσ τοισ πεισιστρατιδαισ
υπαρχουσα φιλια το μ' ὁ πρωτον αγχιμολον απεστειλαν κ' θαλατταν εχοντα
στρατιαν ηττη.....σ . αυτου κ' τελευτησαντοσ δ' το κινεαν βοηθησαι τον ...
σαλον εχοντα χειλιουσ ιππεισ προσοργισθεντεσ τωι γενομ'ωι κλεομ'ην εξ
επεμψαν τον βασιλεα στολον εχοντα μειζω κ' γην ///// οσ επει τουσ τ' θετ
σαλων ιππεισ ενικησεν κωλυοντασ αυτον εισ τ' αττι^κ παριεναι κ'κλεισασ τον
ιππιαν εισ το καλουμ'ον πελαργικ^ο τειχοσ επολιορκει μ' τ' αθηναιων προσκα

41 λακεδαιμονοσ] sic, non -δημονοσ (Kenyon) ms.
14] deletae sunt litterae quinque, quarum ultima fuit δ.
16 πελαργικ^ο] certa est littera ρ. Cf. Thuc. II 17, Aristoph. Av. 832, Dittenb. Syll. 13 not. 17.

41 Λακεδαιμονίων] vHerwerden.
42 αἰτίαν] Kenyon.
43 αὑτῶν] αὐτῶν Kenyon; correxerunt Kontos Richards.

VII Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖσε μεθιδρυσόμενος. ἐν τούτοις 41
δ' ὢν ἐξέπεσεν ὑπὸ Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως, χρησμῶν
γιγνομένων ἀεὶ τοῖς Λάκωσι καταλύειν τὴν τυραννίδα διὰ τοιάνδ' 42
αἰτίαν. οἱ φυγάδες, ὧν οἱ Ἀλκμεωνίδαι προειστήκεσαν, αὐτοὶ μὲν δι' 43
αὑτῶν οὐκ ἐδύναντο ποιήσασθαι τὴν κάθοδον, ἀλλ' ἀεὶ προσέπταιον·
VIII ἔν τε γὰρ τοῖς ἄλλοις οἷς ἔπραττον διεσφάλλοντο, καὶ τειχίσαντες ἐν τῇ 1
Arist. 356 R. χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ 2
τοῦ ἄστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὅθεν ὕστερον μετὰ 3
ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σκολίοις· 4

αἰαῖ Λειψύδριον προδωσέταιρον,
οἵους ἄνδρας ἀπώλεσας μάχεσθαι,
ἀγαθούς τε καὶ εὐπατρίδας, 5
οἳ τότ' ἔδειξαν οἵων πατέρων ἔσαν.

ἀποτυγχάνοντες οὖν ἐν ἅπασι τοῖς ἄλλοις ἐμισθώσαντο τὸν ἐν Δελφοῖς 6
Arist. 357 R. νεὼν οἰκοδομεῖν, ὅθεν ηὐπόρησαν χρημάτων πρὸς τὴν τῶν Λακώνων 7
βοήθειαν. ἡ δὲ Πυθία προύφερεν ἀεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζο- 8
μένοις ἐλευθεροῦν τὰς Ἀθήνας, εἰς τοῦθ' ἕως προύτρεψε τοὺς Σπαρτιάτας, 9
καίπερ ὄντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλετο δὲ οὐκ 10
ἐλάττω μοῖραν τῆς ὁρμῆς τοῖς Λάκωσιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς
Πεισιστρατίδαις ὑπάρχουσα φιλία. τὸ μὲν οὖν πρῶτον Ἀγχίμολον ἀπέστειλαν 11
κατὰ θάλατταν, ἔχοντα στρατιάν· ἡττηθέντος δ' αὐτοῦ καὶ τελευτήσαντος, 12
διὰ τὸ Κινέαν βοηθῆσαι τὸν Θετταλὸν ἔχοντα χιλίους ἱππέας, παροργι- 13
σθέντες τῷ γενομένῳ Κλεομένην ἐξέπεμψαν τὸν βασιλέα στόλον ἔχοντα 14
μείζω κατὰ γῆν, ὃς ἐπεὶ τοὺς τῶν Θετταλῶν ἱππέας ἐνίκησεν, κωλύοντας 15
αὐτὸν εἰς τὴν Ἀττικὴν παριέναι, κατακλήσας τὸν Ἱππίαν εἰς τὸ καλούμενον 16

4] vHerwerden et Hude delerunt αἰεί, dittographema voculae sequentis. || αἰαῖ — ἔσαν] afferunt Athen. XV 695 et Etym. M. s. v. ἐπὶ Λειψυδρίῳ μάχη.

5 καὶ εὐπατρίδας] κἀξ εὐπατριδᾶν Tyrrell.

7] sensum idoneum haec non praebent. Wyse χρησμῶν coniecit pro χρημάτων et deinde ἡ γὰρ Πυθία, sed locutio εὐπορῆσαι χρημάτων sollicitanda non videtur propter Herod. V 62 sq., quem locum hic scriptor imitatus est. Keil proposuit οἷον εὐπορήσαντες χρημάτων, Hude ποθὲν εὐπορήσαντες χρημάτων, sic tamen incommoda manent verba πρὸς — βοήθειαν neque intellegi potest quod sequitur ἡ δὲ Πυθία etc. Videtur igitur gravius vitium subesse; vHerwerden tentavit: ὅθεν εὐπορήσαντες χρημάτων ηὕροντο τὴν τῶν Λακώνων βοήθειαν· ἡ γὰρ Πυθία διαφθαρεῖσα (vel χρήμασιν ἀναπεισθεῖσα) προύφερεν ἀεὶ κτέ. || προύφερεν] hinc apparet Herod. V 63 recte traditum esse προφέρειν, quod Bekker et Dindorf mutarunt in προφαίνειν.

8 τοῦθ' ἕως] Blass.

9 συνεβάλετο] Richards.

11 Ἀγχίμολον] ut schol. Rav. ad Aristoph. Lysistr. 1153 (fr. Aristot. 357 R.), sed apud Herodotum V 63 legitur Ἀγχιμόλιον, nescimus an verius.

12 ἡττηθέντος δ' et Θετταλὸν] Kenyon.

13 παροργισθέντες] Naber.

VIII θημ'ου δ αυτου σ'επεσεν επεξιοντασ αλωναι τουσ τ' πισιστρατιδων υιεισ ων
ληφθεντ' ομολογιαν επι τηι τ' παιδων σωτηριαι ποιησαμ'οι κ' τα εαυτ' εν
πενθ ημεραισ εκκομισαμ'οι παρεδωκαν τ' ακροπολιν τοισ αθηναιοισ
.τ.
επι αρπακιδου αρχοντοσ κ'σχοντεσ τ' τυραννιδα μ' τ' του πατροσ τελευτ'
ετη μαλιστα επτα κ' δεκα τα δ' σ'παντα σ' οισ ο πατηρ ηρξεν ενοσ δει πεντηκοντα
καταλυθεισησ δ' τ' τυραννιδοσ εστασιαζον προσ αλ...ουσ ισαγορασ ο τισανδρου φι[λ]
ων των τυραννων κ' κλεισθενησ του γενουσ ων τ' αλκμεονιδων ηττημ'οσ δ'
ταισ εταιρειαισ ο κλεισθενησ προσηγαγετο τον δημον αποδιδουσ τωι πληθει τ'
πολιτειαν ο δ' ισαγορασ επιλειπομ'οσ τηι δυναμει ..... επικαλεσαμενοσ τον
ελαυνειν
κλεομ'ην οντα εαυτωι ξενον σ'επεισεν ///////// .. .... δ' το τουσ αλκμεωνι
δασ δοκειν ⟍ τ' εναγων υπεξελθοντοσ δ' του κλεισθενουσ μετ ολιγων ηγη
λατει τ' αθηναιων επτακοσιασ οικιασ ταυτα δ' διαπραξαμ'οσ τ' μ' βουλην
επειρατο κ'λυειν ισαγοραν δ' κ' τριακοσιουσ τ' φιλων μ' του κυριουσ καθ
ισταναι τ' πολε[ω] τ' δ' βουλησ αντιστασησ κ' σ'αθροισθεντοσ του πληθουσ οι μ'
π' τον κλεομ'ην κ' ισαγοραν κατεφυγον εισ τ' ακροπολιν ο δ' δημοσ δυο μ'
ημερασ προσ□καθεζομ'οσ επολιορκει τηι δ' τριτηι κλεομ'ην μ' κ' τουσ
μετ αυτου παντασ αφιεσαν ϋποσπονδουσ κλεισθενην δ' κ' τουσ αλλουσ
φυγαδασ μετεπεμψαντο κ'σχοντοσ δ' του δημου τα πραγματα κλεισθενησ
ηγεμων ην κ' του δημου προστατ' αιτιωτατοι γ' σχεδον εγενοντο τ' εκ
βολησ τ' τυραννων οι αλκμεωνιδαι κ' στασιαζοντεσ τα πολλα διετελεσαν
ετι δ' προτε□ρον τ' αλκμεονιδων κηδων επεθετο τοισ τυραννοισ
διο κ' ηιδον κ' εισ τουτον εν τοισ σκολιοισ εγχει κ' κηδων□ι διακονε μη

---

17 τ'] vix apparet.
18 σωτηριαι] litterae τηρι evanidae.
20 .τ. αρπακιδου] ante hoc vocabulum deleta est littera una, quae videtur fuisse π.
21] ornamento indicatur novam post hunc versum incipere partem narrationis.
23 ηττημ'οσ] littera quarta pallida sed tamen satis certa est.
26] in rasura videtur το αγοσ scriptum fuisse; ελαυνειν, quod superscriptum est, vix apparet.
32 προσκαθεζομ'οσ] foramen librarius vitavit, item in vss. 37 et 38.

VIII *Πελαργικὸν τεῖχος ἐπολιόρκει μετὰ τῶν Ἀθηναίων. προσκαθημένου δ'* 17
αὐτοῦ συνέπεσεν ὑπεξιόντας ἁλῶναι τοὺς τῶν Πεισιστρατιδῶν υἱεῖς· ὧν
ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτηρίᾳ ποιησάμενοι καὶ τὰ 18
ἑαυτῶν ἐν πένθ' ἡμέραις ἐκκομισάμενοι παρέδωκαν τὴν ἀκρόπολιν τοῖς 19
. 511. *Ἀθηναίοις ἐφ' Ἁρπακτίδου ἄρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ* 20
τὴν τοῦ πατρὸς τελευτὴν ἔτη μάλιστα ἑπτὰ καὶ δέκα, τὰ δὲ σύμπαντα 21
Arist. 358 R.? *σὺν οἷς ὁ πατὴρ ἦρξεν ἑνὸς δεῖ πεντήκοντα.*

20. *καταλυθείσης δὲ τῆς τυραννίδος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσαγόρας* 22
ὁ Τεισάνδρου, φίλος ὢν τῶν τυράννων, καὶ Κλεισθένης τοῦ γένους ὢν 23
τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προση- 24
γάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαγόρας 25
ἀπολειπόμενος τῇ δυνάμει πάλιν ἐπικαλεσάμενος τὸν Κλεομένην, ὄντα 26
ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἄγος, διὰ τὸ τοὺς Ἀλκμεωνίδας 27
δοκεῖν εἶναι τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους μετ' ὀλίγων,
ἠγηλάτει τῶν Ἀθηναίων ἑπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος 28
τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν 29
φίλων μετ' αὐτοῦ κυρίους καθιστάναι τῆς πόλεως. τῆς δὲ βουλῆς 30
ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους, οἱ μὲν περὶ τὸν Κλεομένην 31
καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρόπολιν· ὁ δὲ δῆμος δύο μὲν ἡμέρας 32
προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ' 33
αὐτοῦ πάντας ἀφίεσαν ὑποσπόνδους, Κλεισθένην δὲ καὶ τοὺς ἄλλους
φυγάδας μετεπέμψαντο. 34

κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης ἡγεμὼν ἦν καὶ 35
τοῦ δήμου προστάτης· αἰτιώτατοι γὰρ σχεδὸν ἐγένοντο τῆς ἐκβολῆς τῶν 36
τυράννων οἱ Ἀλκμεωνίδαι, καὶ ἀντιστασιάζοντες τὰ πολλὰ διετέλεσαν.
ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς τυράννοις· διὸ 37, 38
καὶ ᾖδον καὶ εἰς τοῦτον ἐν τοῖς σκολίοις·

---

17 *ὑπεξιόντας*] Wyse Kontos Hude coll. Herod. V 65. Vid. infra VIII[27].

20 *Ἀρπακίδου*] nomen, quod aliunde ignotum est, ridiculum vocat Gennadios, qui ex *Πρακτικίδου* (?) corruptum esse suspicatur.

21 *δεῖ*] *δεῖν* John Mayor Sidgwick h. l. et XI[21]; at *δέοντα* tunc dicendum fuisse observavit vHerwerden. — Ceterum non undequinquaginta sed unius et quadraginta annorum fuisse Pisistratidarum tyrannidem dicit schol. Arist. Vesp. 502 ex Aristotelis auctoritate (Arist. fr. 358 R.).

22 *ἀλλήλους*] Kenyon.

23 *ἡττώμενος*] Blass.

25 *ἀπολειπόμενος*] Wyse Richards Kontos, *ὑπο-* Haskins. Cf. VI[35]. || *πάλιν*] Kenyon. An *αὖθις*?

26 *τὸ ἄγος*] Kenyon.

29 *μετ' αὐτοῦ*] Kenyon.

36 *ἀντιστασιάζοντες*] vLeeuwen, verba *πρὸς αὐτοὺς* excidisse putat Gennadios.

38 *καὶ ᾖδον καὶ*] estne alterutrum *καὶ* delendum? || *ἔγχει — οἰνοχοεῖν*] distichon affert Athen. XV 695, ubi *εἰ δὴ χρὴ* est alterius versus initium.

VIII θημ'ου δ αυτου σ'επεσεν επεξιοντασ αλωναι τουσ τ' πισιστρατιδων υιεισ αν
ληφθεντ' ομολογιαν επι τηι τ' παιδων σωτηριαι ποιησαμ'οι κ' τα εαυτ' εν
πενθ ημεραισ εκκομισαμ'οι παρεδωκαν τ' ακροπολιν τοισ αθηναιοισ
.τ.
επι αρπακιδου αρχοντοσ κ'σχοντεσ τ' τυραννιδα μ' τ' του πατροσ τελευτ'
ετη μαλιστα επτα κ' δεκα τα δ' σ'παντα σ' οισ ο πατηρ ηρξεν ενοσ δει πεντηκοντα
καταλυθεισησ δ' τ' τυραννιδοσ εστασιαζον προσ αλ...ουσ ισαγορασ ο τισανδρου φι^{λ}
ων των τυραννων κ' κλεισθενησ του γενουσ ων τ' αλκμεονιδων ηττημ'οσ δ'
ταισ εταιρειαισ ο κλεισθενησ προσηγαγετο τον δημον αποδιδουσ τωι πληθει τ'
πολιτειαν ο δ' ισαγορασ επιλειπομ'οσ τηι δυναμει ..... επικαλεσαμενοσ τον
ελαυνειν
κλεομ'ην οντα εαυτωι ξενον σ'επεισεν ///////// .. .... δ' το τουσ αλκμεωνι
δασ δοκειν ⸜ τ' εναγων υπεξελθοντοσ δ' του κλεισθενουσ μετ ολιγων ηγη
λατει τ' αθηναιων επτακοσιασ οικιασ ταυτα δ' διαπραξαμ'οσ τ' μ' βουλην
επειρατο κ'λυειν ισαγοραν δ' κ' τριακοσιουσ τ' φιλων μ' του κυριουσ καθ
ιστασθαι τ' πολε^{ω} τ' δ' βουλησ αντιστασησ κ' σ'αθροισθεντοσ του πληθουσ οι μ'
π' τον κλεομ'ην κ' ισαγοραν κατεφυγον εισ τ' ακροπολιν ο δ' δημοσ δυο μ'
ημερασ προσ□καθεζομ'οσ επολιορκει τηι δ' τριτηι κλεομ'ην μ' κ' τουσ
μετ αυτου παντασ αφιεσαν ϋποσπονδουσ κλεισθενην δ' κ' τουσ αλλουσ
φυγαδασ μετεπεμψαντο κ'σχοντοσ δ' του δημου τα πραγματα κλεισθενησ
ηγεμων ην κ' του δημου προστατ' αιτιωτατοι γ' σχεδον εγενοντο τ' εκ
βολησ τ' τυραννων οι αλκμεωνιδαι κ' στασιαζοντεσ τα πολλα διετελεσαν
ετι δ' προτε□ρον τ' αλκμεονιδων κηδων επεθετο τοισ τυραννοισ
διο κ' ηιδον κ' εισ τουτον εν τοισ σκολιοισ εγχει κ' κηδων□ι διακονε μη

---

17 τ'] vix apparet.
18 σωτηριαι] litterae τηρι evanidae.
20 .τ. αρπακιδου] ante hoc vocabulum deleta est littera una, quae videtur fuisse π.
21] ornamento indicatur novam post hunc versum incipere partem narrationis.
23 ηττημ'οσ] littera quarta pallida sed tamen satis certa est.
26] in rasura videtur το αγοσ scriptum fuisse; ελαυνειν, quod superscriptum est, vix apparet.
32 προσκαθεζομ'οσ] foramen librarius vitavit, item in vss. 37 et 38.

VIII Πελαργικὸν τεῖχος ἐπολιόρκει μετὰ τῶν Ἀθηναίων. προσκαθημένου δ' 17
αὐτοῦ συνέπεσεν ὑπεξιόντας ἁλῶναι τοὺς τῶν Πεισιστρατιδῶν υἱεῖς· ὧν
ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτηρίᾳ ποιησάμενοι καὶ τὰ 18
ἑαυτῶν ἐν πένθ' ἡμέραις ἐκκομισάμενοι παρέδωκαν τὴν ἀκρόπολιν τοῖς 19
511. Ἀθηναίοις ἐφ' Ἁρπακτίδου ἄρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ 20
τὴν τοῦ πατρὸς τελευτὴν ἔτη μάλιστα ἑπτὰ καὶ δέκα, τὰ δὲ σύμπαντα 21
Arist. 358 R.? σὺν οἷς ὁ πατὴρ ἦρξεν ἑνὸς δεῖ πεντήκοντα.

20. καταλυθείσης δὲ τῆς τυραννίδος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσαγόρας 22
ὁ Τεισάνδρου, φίλος ὢν τῶν τυράννων, καὶ Κλεισθένης τοῦ γένους ὢν 23
τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προση- 24
γάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαγόρας 25
ἀπολειπόμενος τῇ δυνάμει πάλιν ἐπικαλεσάμενος τὸν Κλεομένην, ὄντα 26
ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἄγος, διὰ τὸ τοὺς Ἀλκμεωνίδας 27
δοκεῖν εἶναι τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους μετ' ὀλίγων,
ἠγηλάτει τῶν Ἀθηναίων ἑπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος 28
τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν 29
φίλων μετ' αὐτοῦ κυρίους καθιστάναι τῆς πόλεως. τῆς δὲ βουλῆς 30
ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους, οἱ μὲν περὶ τὸν Κλεομένην 31
καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρόπολιν· ὁ δὲ δῆμος δύο μὲν ἡμέρας 32
προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ' 33
αὐτοῦ πάντας ἀφίεσαν ὑποσπόνδους, Κλεισθένην δὲ καὶ τοὺς ἄλλους
φυγάδας μετεπέμψαντο. 34

κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης ἡγεμὼν ἦν καὶ 35
τοῦ δήμου προστάτης· αἰτιώτατοι γὰρ σχεδὸν ἐγένοντο τῆς ἐκβολῆς τῶν 36
τυράννων οἱ Ἀλκμεωνίδαι, καὶ ἀντιστασιάζοντες τὰ πολλὰ διετέλεσαν.
ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς τυράννοις· διὸ 37, 38
καὶ ᾖδον καὶ εἰς τοῦτον ἐν τοῖς σκολίοις·

---

17 ὑπεξιόντας] Wyse Kontos Hude coll. Herod. V 65. Vid. infra VIII[27].

20 Ἁρπακίδου] nomen, quod aliunde ignotum est, ridiculum vocat Gennadios, qui ex Πρακτικίδου (?) corruptum esse suspicatur.

21 δεῖ] δεῖν John Mayor Sidgwick h. l. et XI[21]; at δέοντα tunc dicendum fuisse observavit vHerwerden. — Ceterum non undequinquaginta sed unius et quadraginta annorum fuisse Pisistratidarum tyrannidem dicit schol. Arist. Vesp. 502 ex Aristotelis auctoritate (Arist. fr. 358 R.).

22 ἀλλήλους] Kenyon.

23 ἡττώμενος] Blass.

25 ἀπολειπόμενος] Wyse Richards Kontos, ὑπο- Haskins. Cf. VI[35]. || πάλιν] Kenyon. An αὖθις?

26 τὸ ἄγος] Kenyon.

29 μετ' αὐτοῦ] Kenyon.

36 ἀντιστασιάζοντες] vLeeuwen, verba πρὸς αὐτοὺς excidisse putat Gennadios.

38 καὶ ᾖδον καὶ] estne alterutrum καὶ delendum? || ἔγχει — οἰνοχοεῖν] distichon affert Athen. XV 695, ubi εἰ δὴ χρὴ est alterius versus initium.

VIII δ επιληθου ει χρη τοισ αγαθοισ ανδρασιν οινοχοειν δια μ' ό ταυτασ τα
.ο.
αιτιασ επιστευεν ο δημοσ τωι κλεισθενει τοτε δ' του πληθουσ προεστη
κωσ ετει τεταρτωι μετα τ̀ τ' τυραννων κ̀λυσιν επι ϊσαγορου αρχοντ
πρωτον μ' ό ενειμε παντασ εισ δ'κα φυλασ αντι τ' τετταρων αναμιξαι βου
λομ'οσ οπωσ μ̀σχωσι πλειουσ τ' πολιτειασ οθεν ελεχθη κ' το μη φυλοκρινειν

COL. IX.

IX προσ τουσ εξεταζειν τα γενη βουλομ'ουσ ειτα τ̀ βουλην πεντακοσιουσ αντι τετρα-
κοσιων κατεστησεν
πεντηκοντα εξ εκαστ' φυλησ τοτε δ ησαν εκατον δ' τουτο δ' ουκ εισ δωδεκα
μη
φυλασ σ'εταξεν οπωσ αυτωι συμ
κ̀
βαινηι μεριζειν προσ τασ προϋπαρχουσασ τριττυσ ησαν γ' εκ δ̄ φυλων δωδ'κα
τριττυεσ ω.. ου ..πειπεν
αναμισγεσ$^{\theta}$ το πληθ^{o} διενειμε δ' κ' τ̀ χωραν κ̀ δημουσ τριακοντα μερη δ'κα
μ' τ' π' το αστυ δ̇'κα δ' τ' παραλιασ
δ'κα δ' τ' μεσογει^{o} κ' ταυτασ επονομασασ τριττυσ εκληρωσεν τρεισ εισ τ̀ φυλην
εκαστ̀ οπωσ εκαστη μετεχη
παντ' τ' τοπων κ' δημοτασ εποιησεν αλληλων τουσ οικουντασ εν εκαστωι τ'
δημων ινα μη πατροθεν
ε
προσαγορευοντασ εξελεγχωσιν τουσ νεοπολιτασ αλλα τ' δημων αναγορευωσιν οθεν
κ' καλουσιν αθηναι
οι σφασ αυτουσ τ' δημων κατεστησεν δ' κ' δημαρχουσ τ̀ Ⴙ εχοντασ επιμελιαν
τοισ προτερον ναυκραροισ

1 *πενταχοσιουσ*] litterae *ου* evanidae.
2 *δωδεκα*] litterae *δε* vix apparent.
4 *μερη δ'κα μ'*] vix cernuntur.
6 *εκαστωι*] *εκ* vix cernitur.
7 *προσαγορευοντασ*] deleta est littera *α*. || *καλουσιν*] litterae *ου* obscurae.
8] signo hoc insolito *αὐτὴν* indicari ex contextu apparet.

VIII *ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ' ἐπιλήθου,* 39
εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.

21. διὰ μὲν οὖν ταύτας τὰς αἰτίας ἐπίστευεν ὁ δῆμος τῷ Κλεισθένει. 40
τότε δὲ τοῦ πλήθους προεστηκώς, ἔτει τετάρτῳ μετὰ τὴν τῶν τυράννων 41
. 508. κατάλυσιν, ἐπ' Ἰσαγόρου ἄρχοντος, πρῶτον μὲν συνένειμε πάντας εἰς 42
δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὅπως μετάσχωσι 43
IX πλείους τῆς πολιτείας· ὅθεν ἐλέχθη καὶ τὸ „μὴ φυλοκρινεῖν" πρὸς τοὺς 1
ἐξετάζειν τὰ γένη βουλομένους. ἔπειτα τὴν βουλὴν πεντακοσίους ἀντὶ
τετρακοσίων κατέστησεν, πεντήκοντα ἐξ ἑκάστης φυλῆς· τότε δ' ἦσαν 2
ἑκατόν. διὰ τοῦτο δὲ οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὅπως αὐτῷ μὴ
συμβαίνῃ μερίζειν κατὰ τὰς προϋπαρχούσας τριττῦς (ἦσαν γὰρ ἐκ τεττά- 3
ρων φυλῶν δώδεκα τριττύες), ὥστ' οὐκ ἂν συνέπιπτεν ἀναμίσγεσθαι τὸ 4
πλῆθος.

διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν
τῶν περὶ τὸ ἄστυ, δέκα δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσογείου, καὶ 5
ταύτας ἐπονομάσας τριττῦς ἐκλήρωσε τρεῖς εἰς τὴν φυλὴν ἑκάστην,
ὅπως ἑκάστη μετέχῃ πάντων τῶν τόπων· καὶ δημότας ἐποίησεν ἀλλήλων 6
τοὺς οἰκοῦντας ἐν ἑκάστῳ τῶν δήμων, ἵνα μὴ πατρόθεν προσαγορεύοντες 7
ἐξελέγχωσι τοὺς νεοπολίτας, ἀλλὰ τῶν δήμων ἀναγορεύωσιν· ὅθεν καὶ
Arist. 359 R. καλοῦσιν Ἀθηναῖοι σφᾶς αὐτοὺς τῶν δήμων. κατέστησε δὲ καὶ δημάρχους 8

---

40 *ἐπίστευεν*] *ἐπίστευον* deleto nomine *ὁ δῆμος* Rutherford Bury.
42 *συνένειμε*] Newman Kontos Gertz coll. XX[13], *διένειμε* Wyse, *ἔνειμε* Blass (del. *οὖν*).
43 *φυλοκρινεῖν*] cf. Thucyd. VI 18.
3 *ὥστ'* et *συνέπιπτεν*] Kenyon. || *οὐκ ἂν*] Richards, *οὐ* Kenyon; Hude post *συνέπιπτεν* addit *ἄν*. Hic vir doctus recte observat, verba *ἦσαν — τριττύες* in parenthesi esse collocata, vertendam autem esse sententiam: *quod si fecisset non contigisset ut multitudo misceretur*, id quod agebat Clisthenes (vid. VIII[42]).
4 *ἀναμίσγεσθαι*] forma non Attica, sed Aristotelica. Vid. Ind. Gr. ed. Berolinensis. || *κατὰ δήμους*] post haec verba Keil inser *καταστήσας*.
7 *ἀναγορεύωσιν*] *προσαγ.* Richards.

IX κ́ γ́ τουσ δημουσ αντι τ́ ναυκραριων εποιησεν προσηγορευσε δ́ τ́ δημων τουσ μ́ απο τ́ τοπων τουσ δ́ απο τ́
κτισαντ́ ου γ́ απαντεσ υπηρχον .. τοισ τοποισ τα δ́ γενη κ́ τασ φατριασ κ́ τασ ιερωσυνασ ειασεν εχειν εκαστουσ
κατα τα πατρια ταισ δ́ φυλαισ εποιησαν επωνυμουσ εκ τ́ προκριθεντ$^{\omega}$ εκατον αρχηγετ́ ουσ ανειλεν η πυθια
δ́κα τουτ́ δ́ γενομ́ων δημοτικωτερα πολυ τ́ σολωνοσ εγενετο η πολιτεια κ́ γ́ σ́εβη τουσ μ́ σολωνοσ
νομουσ αφανισαι τ̀ τυραννιδα δ̀ το μη χρησ$^{\vartheta}$ ...ουσ δ αλλουσ θειναι τον κλεισθενη στοχαζομ́ον του πλη
θουσ εν οισ ετεθη κ́ ο π́ του οστρακισμου νομοσ πρωτον μ· .́ ετει πεμπτωι μ̀ ταυτ̀ τ̀ κ̀ στασιν εφ ερμου
κρεοντ^{o} αρχοντ^{o} τηι βουληι τοισ πεντακοσιοισ τον ορκον εποιησαν ον ετι κ́ νυν ομνυουσιν επειτα τουσ
στρατηγ^{o} ηιρουντο κ̀ φυλασ εξ εκαστ̓ φυ$^{\lambda}$ ενα τ̓ δ́ απασησ στρατιασ ηγεμων ην ο πολεμαρχ^{o} ετει δ́ μ̀ ταυτα
δωδ́κατωι νικησαντεσ τ̀ εν μαραθωνι μα$^{\chi}$ επι φαινιππ^{o} αρχοντ^{o} δ̀ λιποντεσ ετη δυο μ̀ τ̀ νικην θαρ
ρουντοσ [ηδη] του δημου τοτε πρωτον εχρησαντο τωι νομωι τωι π́ τον οστρακισμ^{o} οσ ετεθη δ̀ τ̀ υποψιαν των
εν ταισ δυναμεσιν οτε πισιστρατοσ δημαγωγ^{o} κ́ στρατηγ^{o} ων τυραννοσ κατεστη κ́ πρωτοσ ωστρακισθη

---

9 *τοπων*] evanida est littera *ω*.
10 *φατριασ*] sic ms.
11 *εποιησαν* [ε above]] deleta est *α*. || *επωνυμουσ*] litterae *ου* vix apparent.
13 ... *ουσ*] tres litterae evanuerunt, Kenyon non recte *τουσ*.
14 *οστρακισμου*] *σμο* litterae vix cernuntur.
17 *δ̀ λιποντεσ*] pallida, sed certa tamen, est littera *δ*.

IX τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις· καὶ γὰρ τοὺς 9
δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησεν. προσηγόρευσε δὲ τῶν δήμων
τοὺς μὲν ἀπὸ τῶν τόπων, τοὺς δὲ ἀπὸ τῶν κτισάντων· οὐ γὰρ ἅπασιν 10
ὑπῆρχεν ὀνόματα τοῖς τόποις. τὰ δὲ γένη καὶ τὰς φρατρίας καὶ τὰς
ἱερωσύνας εἴασεν ἔχειν ἑκάστους κατὰ τὰ πάτρια. ταῖς δὲ φυλαῖς ἐποίη- 11
σεν ἐπωνύμους, ἐκ τῶν προκριθέντων ἑκατὸν ἀρχηγετῶν, οὓς ἀνεῖλεν ἡ
Πυθία δέκα. 12

22. τούτων δὲ γενομένων δημοτικωτέρα πολὺ τῆς Σόλωνος ἐγένετο
ἡ πολιτεία. καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν 13
τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, νόμους δ' ἄλλους θεῖναι τὸν Κλεισθένη
στοχαζόμενον τοῦ πλήθους· ἐν οἷς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ 14
νόμος.

501. πρῶτον μὲν οὖν ἔτει πέμπτῳ μετὰ ταύτην τὴν κατάστασιν, ἐφ' Ἑρμο-
κρέοντος ἄρχοντος, τῇ βουλῇ τοῖς πεντακοσίοις τὸν ὅρκον ἐποίησαν, ὃν 15
ἔτι καὶ νῦν ὀμνύουσιν. ἔπειτα τοὺς στρατηγοὺς ᾑροῦντο κατὰ φυλάς, 16
ἐξ ἑκάστης φυλῆς ἕνα, τῆς δὲ ἁπάσης στρατιᾶς ἡγεμὼν ἦν ὁ πολέμαρ-
490. χος. ἔτει δὲ μετὰ ταῦτα δωδεκάτῳ νικήσαντες τὴν ἐν Μαραθῶνι μάχην 17
ἐπὶ Φαινίππου ἄρχοντος, διαλιπόντες ἔτη δύο μετὰ τὴν νίκην, θαρ-
488. ροῦντος ἤδη τοῦ δήμου, τότε πρῶτον ἐχρήσαντο τῷ νόμῳ τῷ περὶ τὸν 18
ὀστρακισμόν, ὃς ἐτέθη διὰ τὴν ὑποψίαν τῶν ἐν ταῖς δυνάμεσιν, ὅτι 19
Πεισίστρατος δημαγωγὸς καὶ στρατηγὸς ὢν τύραννος κατέστη.

---

10 *ἅπασιν ὑπῆρχ(εν) ὀνόματα*] Bury, in quam suspicionem etiam vHerwerden incidit; Kenyon *ἅπαντες ὑπῆρχον ἔτι* dedit, sed *ἅπασιν* coniecit. Gertz proposuit *οὐ γὰρ ἅπαντας ὑπῆρχεν* (sc. *προσαγορεῦσαι*) *ἐπί*.

11 *ἐπωνύμους*] *ἐπωνυμίας* Kenyon, correxit Blass ex fragm. Berol., item Jos. Mayor Richards.

12 *δέκα*] spurium ducit Rutherford.

13 *νόμους δ'*] vLeeuwen, *τοὺς δ'* Kenyon per errorem, unde Blass *τότε δ'* coniecit.

14 *πέμπτῳ*] vitiosum esse numerum ostendit Kenyon, qui probabiliter *ὀγδόῳ* coniecit (*η̅* pro *ε̅* aut *Η* pro *Π*). || *Ἑρμοκρέοντος*] Kontos.

17 *δωδεκάτῳ*] *δυοδεκάτῳ* Kenyon. || *διαλιπόντες*] *καταλιπόντες* Kenyon per errorem; correxit Wyse.

19 *ὅτι*] Kenyon, collato Androtionis loco qui legitur apud Harpocr. s. v. *Ἵππαρχος*.

IX τ´ εκεινου σ´γενων ιππαρχ^{o} χαρμου κολυττευσ δι ον κ´ μαλιστα τον νομον εθηκεν ο κλεισθενησ εξελασαι

βουλομ´οσ αυτον οι γ´ αθηναιοι τουσ τ´ τυραννων φιλουσ οσοι μη σ´αμαρτανον εν ταισ ταραχαισ ειων

οικειν τ̀ πολιν χρωμ´οι τηι ειωθυιαι του δημου πραοτητι ων ηγεμων κ´ προστατ᾽ ην ιππαρχ^{o} ευθυσ δ´ τωι

υστερωι ετει επι τελεσινου αρχοντ^{o} εκυαμευσαν τουσ εννεα αρχοντασ κ̀ φυλασ εκ τ´ προκριθεντ´ ϋπο τ´

δημοτ´ πεντακοσιων τοισ μ̀ τ̀ τυραννιδα πρωτον οι δ´ προτεροι παντεσ ησαν αιρετοι κ´ ωστρακισθη μεγα

κλησ ιπποκρατουσ αλωπεκηθεν επι μ´ ό ετη γ̄ τουσ τ´ τυραννων φιλουσ ωστρακιζον ων χαριν ο νομοσ

ετεθη μ̀ δ´ ταυτα τωι τεταρτωι ετει κ´ τ´ αλλων ει τισ δοκοιη μειζων ειναι [.ν.] μεθιστατο κ´ πρωτοσ ωστρα

κισθη τ´ απωθεν τ᾽ τυραννιδοσ ξανθιππ^{o} ο αριφρον^{o} ετει δ´ τριτωι μ̀ ταυτα νικομηδουσ αρχοντ^{o} ωσ

εφανη τα μεταλλα τα εν μαρωνειαι κ´ π´εγενετο τηι πολει εκατον [ταλαντα] εκ τ´ εργ$^{\omega}$ σ´βουλευοντ´ τινων τωι δη

μωι διανειμασ$^{\vartheta}$ το αργυρι^{o} θεμιστοκλησ εκωλυσεν ου λεγων ο τι χρησετ῀ τοισ χρημασιν αλλα δανεισαι κελευ

ων τοισ πλουσιωτατοισ αθηναιων εκατον εκαστωι ταλαντ^{o} ειτ εαν μεν αρεσκηι το αναλωμα τ᾽ πολε$^{\omega}$ ⟍ [την δαπανην] ει δ´ μη

κομισασ$^{\vartheta}$ τα χρηματα π̀ τ´ δανεισαμ´ων λαβων δ επι τουτοισ εναυπηγησατο τριηρεισ εκατον εκαστου ναυπηγουμ´ον

τ´ εκατον μιαν αισ εναυμαχησαν εν σαλαμινι προσ τουσ βαρβαρουσ ωστρακισθη δ εν τουτοισ τοισ καιροισ αριστει

IX *καὶ πρῶτος ὠστρακίσθη τῶν ἐκείνου συγγενῶν Ἵππαρχος Χάρμου* 20
Κολυττεύς, δι' ὃν καὶ μάλιστα τὸν νόμον ἔθηκεν ὁ Κλεισθένης, ἐξελάσαι
βουλόμενος αὐτόν. οἱ γὰρ Ἀθηναῖοι τοὺς τῶν τυράννων φίλους, ὅσοι 21
μὴ συνεξαμαρτάνοιεν ἐν ταῖς ταραχαῖς, εἴων οἰκεῖν τὴν πόλιν, χρώμενοι 22
τῇ εἰωθυίᾳ τοῦ δήμου πρᾳότητι· ὧν ἡγεμὼν καὶ προστάτης ἦν Ἵππαρ-
487. *χος. εὐθὺς δὲ τῷ ὑστέρῳ ἔτει, ἐπὶ Τελεσίνου ἄρχοντος, ἐκυάμευσαν τοὺς* 23
ἐννέα ἄρχοντας κατὰ φυλὰς ἐκ τῶν προκριθέντων ὑπὸ τοῦ δήμου πεντα- 24
κοσιομεδίμνων τότε μετὰ τὴν τυραννίδα πρῶτον, (οἱ δὲ πρότεροι πάντες
ἦσαν αἱρετοί)· καὶ ὠστρακίσθη Μεγακλῆς Ἱπποκράτους Ἀλωπεκῆθεν. 25
ἐπὶ μὲν οὖν ἔτη τρία τοὺς τῶν τυράννων φίλους ὠστράκιζον, ὧν χάριν
486. *ὁ νόμος ἐτέθη· μετὰ δὲ ταῦτα τῷ τετάρτῳ ἔτει καὶ τῶν ἄλλων εἴ τις* 26
δοκοίη μείζων εἶναι μεθίσταντο, καὶ πρῶτος ὠστρακίσθη τῶν ἄπωθεν 27
τῆς τυραννίδος Ξάνθιππος ὁ Ἀρίφρονος.
484. *ἔτει δὲ τρίτῳ μετὰ ταῦτα, Νικομήδους ἄρχοντος, ὡς ἐφάνη τὰ* 28
483?) *μέταλλα τὰ ἐν Μαρωνείᾳ καὶ περιεγένετο τῇ πόλει τάλαντα ἑκατὸν ἐκ*
τῶν ἔργων, συμβουλευόντων τινῶν τῷ δήμῳ διανείμασθαι τὸ ἀργύριον, 29
Θεμιστοκλῆς ἐκώλυσεν, οὐ λέγων ὅ τι χρήσεται τοῖς χρήμασιν, ἀλλὰ
δανεῖσαι κελεύων τοῖς πλουσιωτάτοις Ἀθηναίων ἑκατὸν ἑκάστῳ τάλαντον, 30
εἶτ' ἐὰν μὲν ἀρέσκῃ, τὸ ἀνάλωμα τῆς πόλεως εἶναι, εἰ δὲ μή, κομίσασ- 31
θαι τὰ χρήματα παρὰ τῶν δανεισαμένων. λαβὼν δ' ἐπὶ τούτοις ἐναυ-
πηγήσατο τριήρεις ἑκατόν, ἑκάστου ναυπηγουμένου τῶν ἑκατὸν μίαν, 32
αἷς ἐναυμάχησαν ἐν Σαλαμῖνι πρὸς τοὺς βαρβάρους.

---

20 *Κολυττεύς*] Plut. Nic. 11 *Χολαργέα* eum vocat. || *ἐξελάσαι βουλόμενος αὐτόν*] verba spuria?

21 *συνεξαμαρτάνοιεν*] Poste, *συνεξημάρτανον* Kenyon [2] (*-αμάρτανον* [1]).

23 *τοῦ δήμου πεντακοσιομεδίμνων*] vLeeuwen, *τοῦ δήμου ἐκ τῶν πεντακοσιομεδίμνων* Headlam. Error ex scribendi compendiis natus; confusa sunt *δημου* et *δημοτ'*, *πεντακοσιο*$^{\mu}$ et *πεντακοσι*$^{\omega}$. || *τότε*] vLeeuwen Blass.

25 *Ἱπποκράτους*] *Κλεισθένους* expectari monet Kenyon coll. Lys. XIV 39.

27 *Νικομήδους*] *-δήμου*, quod est in fragm. Berol. et in Dionysio, sine iusta causa praefert Kenyon.

28 *ἐφάνη*] *ἀπεγράφη* Wyse coll. Suid. s. v. *ἀγράφου μετάλλου δίκη* et CIA. II 783, 8 *ἀπεγράψατο καινοτομίαν ἐπὶ Μαρωνείᾳ*. Non detecta esse metalla Laureotica anno 483 coll. Xenoph. de Vect. 4 § 2 observat Richards, at nihil eiusmodi dicit scriptor; novam aliquam eamque praedivitem venam tunc esse repertam in Atticae loco non satis noto, cui Maronea nomen erat, apparet ex eius verbis, quae sollicitanda non videntur. || *Μαρωνείᾳ*] in Attica, cf. Demosth. p. 967, Harpocr. et Anecd. Bekk. p. 279 s. v., quos locos indicarunt Kenyon Sandys. *Laurii* metalla commemorant Herod. VII 144 Plutarch. Them. 4; Polyaenus I 30 § 6 locum non indicat.

30 *τὴν δαπάνην*] glossema, ad *τὸ ἀνάλωμα* aut *τὰ χρήματα* pertinens, in textum recepit Kenyon, delevit vHerwerden; cf. Polyaenus ll.: *κἂν μὲν ἀρέσῃ τὸ πραχθησόμενον, τῇ πόλει τὸ ἀνάλωμα λογισθῆναι.*

31 *κομίσασθαι*] *παρακομίσασθαι* per errorem Kenyon, correxit Blass ex fragm. Berol.

IX δησ ο λυσιμαχ^{o} τεταρτωι δ ετει . ατεδεξαντο παντασ τουσ ωστρακισμ'ουσ αρχοντ^{o}
ι
υψηχιδου δ' τ' ξερξου στρατιαν

κ' το λοιπον ωρισαν τοισ οστρακιζομ'οισ εντοσ γεραιστ^{o} κ' σκυλλαιου κατοικειν η ατιμουσ ⟍ καθαπαξ τοτε μ' ό μεχρι

τουτου προηλθεν η πολισ αμα τηι δημοκρατιαι κ' μικρ^{o} αυξανομ'η μ' δ' τα μηδικα παλιν ισχυσεν η εν αρειωι

παγωι βουλη κ' διωικει τ' πολιν ουδενι δογματι λαβουσα τ' ηγεμονιαν αλλα δ' το γενεσ^{θ} τ' π' σαλαμινα ναυμαχιασ

αιτια τ' γ' στρατηγ^{ω} εξαπορησαντ' τοισ πραγμασι κ' κηρυξαντ' σωζειν εκαστον εαυτον πορισασα δραχμασ εκαστωι

οκτω διεδωκε κ' ενεβιβασεν εισ τασ ναυσ δ' ταυτ' δη τ' αιτιαν παρεχωρουν αυτ' τωι αξιωματι κ' επολιτευθη

περι ρ
σαν αθηναιοι καλωσ κ' κ' τουτουσ τουσ κ'ρουσ σ'εβη γ' αυτοισ κ' τον χ τουτον τα τ εισ τον πολεμ^{o} ασκησαι κ' π' τοισ ελ

λησιν ευδοκιμησαι κ' τ' τ' θαλαττ' ηγεμονιαν λαβειν ακοντ' τ' λακεδαιμονι^{ω} ησαν δ' προσταται του δημου

κ' τουτουσ τουσ κ'ρουσ αριστειδησ ο λυσιμαχ^{o} κ' θεμιστο^{κ} ο νεοκλεουσ ο μ' τα πολεμια ασκων ο δ' τα πολεμικα δει

κ'
νοσ ⟍ κ' δικ'οσυνηι τ' καθ εαυτον διαφερειν διο εχρωντο τωι μ' στρατηγ^{ωι} τωι δ' σ'βουλωι τ' μ' ο' τ' τειχ^{ω} ανοικο

δομησιν κοινηι διωικησαν κ'περ δ'φερομ'οι προσ αλληλουσ επι δ' τ' αποστασιν τ' τ' ιωνων κ' τ' τ' λακεδαι

τουσ λακωνασ
μονι^{ω} σ'μαχιαν αριστει^{δ} ην ο προτρεψασ τηρησασ δ'βεβλημ'ουσ δ' πανσανιαν διο κ' τουσ φορουσ ουτοσ ην ο ταξασ

---

33 υψηχιδου] pro η prius alias litteras duas scripserat librarius.
36 ηγεμονιαν] pallidae sunt litterae γεμο.
37 σωζειν] vix apparent litterae σωζ.
38 αυτ'] sic, non αυτ' (Kenyon), ms.

IX ὠστρακίσθη δ' ἐν τούτοις τοῖς καιροῖς Ἀριστείδης ὁ Λυσιμάχου. 33
481. τετάρτῳ δ' ἔτει κατεδέξαντο πάντας τοὺς ὠστρακισμένους, ἄρχοντος
Ὑψηχίδου, διὰ τὴν Ξέρξου στρατείαν· καὶ τὸ λοιπὸν ὥρισαν τοῖς ὀστρα- 34
κιζομένοις ἐντὸς Γεραιστοῦ καὶ Σκυλλαίου κατοικεῖν ἢ ἀτίμους εἶναι
καθάπαξ.

23. τὸ μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις, ἅμα τῇ δημοκρατίᾳ 35
κατὰ μικρὸν αὐξανομένη. μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ
πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμο- 36
rist. νίαν ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία· τῶν 37
60 R. γὰρ στρατηγῶν ἐξαπορησάντων τοῖς πράγμασι καὶ κηρυξάντων σῴζειν
ἕκαστον ἑαυτόν, πορίσασα δραχμὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν 38
εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν αἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι,
καὶ ἐπολιτεύθησαν Ἀθηναῖοι καλῶς καὶ κατὰ τούτους τοὺς καιρούς· 39
συνέβη γὰρ αὐτοῖς κατὰ τὸν χρόνον τοῦτον τά τε εἰς τὸν πόλεμον
ἀσκῆσαι καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ τὴν τῆς θαλάττης 40
ἡγεμονίαν λαβεῖν εἰκόντων τῶν Λακεδαιμονίων.

ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τούτους τοὺς καιροὺς Ἀριστείδης 41
ὁ Λυσιμάχου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους, ὁ μὲν τὰ πολέμια δοκῶν
ὁ δὲ τὰ πολιτικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ' ἑαυτὸν 42
διαφέρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμβούλῳ. τὴν
μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ διῴκησαν, καίπερ διαφερό- 43
μενοι πρὸς ἀλλήλους· ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς
τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας 44
τοὺς Λάκωνας διαβεβλημένους διὰ Παυσανίαν. διὸ καὶ τοὺς φόρους

---

33 κατεδέξαντο] Blass vHerwerden Kontos, ἀπεδέξαντο Kenyon. || Ὑψηχίδου] alteram lectionem Ὑψιχίδου Kenyon non recte praefert; illud coniectura assecutus erat vHerwerden. Gennadios sine causa coniecit Ὑψικλείδου. || στρατείαν] στρατιάν Kenyon cum ms.; cf. XI^{22} et vid. Meisterhans [2] p. 43.

34 τοῖς ὀστρ. — κατοικεῖν] haec apte explicari nequeunt; Wyse pro ἐντὸς coniecit ἐκτός. Sed expectatur aliquid quod ad illos viros, qui anno 481 revocati sunt, pertineat; de his tamen dici debuisset τοῖς ὠστρακισμένοις vel potius αὐτοῖς. || τὸ] Poste.

35 αὐξανομένη] -νῃ Richards.

37 ἐξαπορησάντων τοῖς πράγμασι] haec verba addubitat Rutherford, defendit vHerwerden; Richards pro ἐξαπορησάντων mavult διαπορησάντων coll. Cobet. Var. Lect. p. 219 sq. || πορίσασα] πορισαμένη ἀργύριον Rutherford.

38 αὐτῆς] Kenyon αὐτῇ. Errorem correxerunt Blass Rutherford.

39 καὶ — καιρούς] *tunc quoque*: — ut anno 411? cf. XIV^{28}. Spuriam esse particulam καὶ suspicatur Kenyon.

40 εἰκόντων] Naber, ἑκόντων Gennadios Jos. Mayor.

41 πολέμια] -μικὰ Blass Richards Thompson. Cf. I^{16}. || δοκῶν] Richards Kontos Thompson; Kenyon inserit δοκῶν post εἶναι, servans participium ἀσκῶν quod est in ms. || πολιτικὰ] Kenyon.

42 ἀνοικοδόμησιν] Kenyon.

43 ἀπὸ τῆς — συμμαχίας] Blass vHerwerden Kontos. Whibley suspicatur permutata esse vocabula ἀπόστασιν et συμμαχίαν, Keil καὶ τὴν κατὰ τῶν Λακεδαιμονίων συμμαχίαν coniecit.

ταισ πολεσιν τουσ πρωτουσ ετει τριτωι δ'^{μ} τ' εν σαλα^{μ} ναυμα^{χ} επι τιμοσθε[ι]
αρχοντ^{ο} κ' τουσ ορκουσ ωμοσεν τοισ ιωσ

COL. X.

X ωστε τον αυτον εχθρον ειναι κ' φιλον εφ οισ κ' τουσ μυδρουσ
εν τωι πελαγει καθεισαν μ' δ' ταυτα θαρρουσησ ηδη τ' πολεωσ
β̄ α̅
κ' χρηματ' μ' πολλων ηθροισμ'ων σ'εβουλευεν αντιλαμ
βανεσ^{θ} τ' ηγεμονιασ κ' κ'βαντασ εκ τ' αγρων οικειν εν τωι
αστει τροφην γ' εσεσ^{θ} πασι τοισ μ' στρατευομ'οισ τοισ δ' φρουρουσι
τοισ δ' τα κοινα πραττουσι ειθ ουτω κ'σχησειν τ' ηγεμονιαν
πεισθεντεσ δε ταυτα κ' λαβοντεσ τ' αρ^{χ} τοισ τε σ'μαχοισ δεσποτι
κωτερωσ εχρωντο πλην χι^{ω} κ' λεσβι^{ω} κ' σαμι^{ω} τουτουσ δ' φυλακασ
ειχον τ' αρχησ εωντεσ τασ τε πολιτειασ παρ αυτοισ κ' αρχειν ων
ετυχ^{ο} αρχοντεσ κατεστησαν δ' κ' τοισ πολλοισ ευποριαν τροφησ
.ο
ωσπ' αριστει^{δ} εισηγησατο σ'εβαινεν γ' απο τ' ..ρων κ' τ' τελων
κ' τ' σ'μαχ^{ω} πλειουσ η δισμυρι^{ο} ανδρασ τρεφεσ^{θ} δικασται μ' γ' ησαν
εξακισχιλι^{ο} τοξοτ' δ εξακοσιοι κ' χιλι^{ο} κ' προσ τουτοισ ιππεισ χιλιοι
κ' διακοσι^{ο} βουλη δ' πεντακοσι^{ο} κ' φρουρ^{ο} νεωρι^{ω} πεντακοσι^{οι} κ' προσ
.....
τουτοισ εν τηι πολει φρουροι ν̄ αρχαι δ ενδημοι μ' ησαν εισ επτα
κοσι^{ο} ανδρασ υπερορι^{ο} δ εισ επτακοσι^{ο} προσ δ' τουτοισ επει σ'εστη
σαντο τον πολεμ^{ο} υστερον οπλειτ' μ' δισχιλι^{ο} κ' πεντακοσιοι
νηεσ δ' φρουριδεσ εικωσι αλλαι δ' νηεσ αι τουσ φορουσ αγουσαι
τουσ απο του κυαμου δισχιλι^{ο} ανδρασ ετι δ' πρυτανει^{ο} κ' ορφανοι

---

45 δ'] deletum est. || ιωσιν] ultimae litterae evanidae.
3 μ'] deletum. || πολλων ηθροισμ'ων] inverso ordine legenda esse vocabula indica[t] est litteris β̄ et α̅ superscriptis (cf. XXVIII[1]). Haec res Kenyonem fefellit, nam β̄ litte[ram] non vidit, littera α̅ autem paradiorthosin αθροισμενων significari putavit.
11 ..ρων (.ο above)] videtur πορων (φο above) esse scriptum, sed fortasse φορων fuit et deinde in εισρων (φο above) mutatum
12 ησαν] litterae σα evanidae.

IX οὗτος ἦν ὁ τάξας ταῖς πόλεσι τοὺς πρώτους ἔτει τρίτῳ μετὰ τὴν ἐν
478. Σαλαμῖνι ναυμαχίαν, ἐπὶ Τιμοσθένους ἄρχοντος, καὶ τοὺς ὅρκους
X ὤμοσε τοῖς Ἴωσιν ὥστε τὸν αὐτὸν ἐχθρὸν εἶναι καὶ φίλον· ἐφ' οἷς καὶ τοὺς μύδρους ἐν τῷ πελάγει καθεῖσαν.

24. μετὰ δὲ ταῦτα θαρρούσης ἤδη τῆς πόλεως καὶ χρημάτων πολλῶν ἠθροισμένων, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας, καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἄστει· τροφὴν γὰρ ἔσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ φρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσιν, εἶθ' οὕτω κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο, πλὴν Χίων καὶ Λεσβίων καὶ Σαμίων (τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐῶντες τάς τε πολιτείας παρ' αὐτοῖς καὶ ἄρχειν ὧν ἔτυχον ἄρχοντες), κατέστησαν δὲ καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὥσπερ Ἀριστείδης εἰσηγήσατο. συνέβαινε γὰρ ἀπὸ τῶν εἰσφορῶν καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἄνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ' ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρίων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ πεντήκοντα, ἀρχαὶ δ' ἔνδημοι μὲν εἰς ἑπτακοσίους ἄνδρας, ὑπερόριοι δ' εἰς ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὕστερον ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἴκοσιν, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἄγουσαι τοὺς ἀπὸ τοῦ κυάμου δισχιλίους ἄνδρας, ἔτι δὲ

---

45 *Τιμοσθένους*] *-νου* Kenyon per errorem.

7 *δεσποτικωτέρως*] *-κώτερον* Rutherford, sed bene habet vulgata.

11 *εἰσφορῶν*] Whibley; *φόρων* Kenyon cum ms.; quod si verum esset, delenda forent verba *καὶ τῶν τελῶν καὶ*. Non est verisimile quod coniecerat vLeeuwen, unam voculam *καὶ* post *τελῶν* spuriam esse.

12] quae hinc usque ad capitis finem sequuntur idoneam sententiam non praebent; unde nata sint frustra quaerimus. Fortasse fons fuit Aristophanis fabula Vespae (vid. vs. 709, 662, 657 sqq.), certe ipsi auctori tribuenda haec non videntur. — Pro *δικασταὶ* vLeeuwen dubitanter proposuit *ὁπλῖται* (coll. XXX[10], ubi in similem errorem incidit Kenyon), idemque coniecit Lacon. Certum est iudicum mentionem hinc omnino esse alienam; nulla enim iis merces solvebatur Aristidis tempore (vid. quae de iis leguntur XI[23]), absurde autem cum sagittariis et equitatu coniunctim commemorantur. Nihil igitur valet hic locus ad demonstrandum id quod negavit Fraenkel (die att. Geschworenengerichte p. 10 sqq.), certum heliastarum fuisse numerum. || *τοξόται — διακόσιοι*] sagittariorum et equitum numerus ex Thucyd. II 13 videtur esse desumtus.

15 *ἀρχαὶ*] agiturne de *φρουρίων ἄρχουσιν*? cf. XII[26].

17] de quonam bello sermo est? vLeeuwen incidit in suspicionem, ex alia *Πολιτείᾳ* huc aberrasse verba aliquot, quae ad *Samiorum* aut *Lesbiorum* (cf. vs. 8) cum Atheniensibus bellum pertinerent; res tamen est incertissima. Si de Athenis haec omnia dicuntur, mirum imo ridiculum est nullam *remigum* mentionem inici et perexiguum navium commemorari numerum.

18 *φόρους*] vox aperte corrupta, non enim

κησ
X κ' δεσμωτ' φυλακεσ απασι γ' τουτοισ απο τ' κοινων η διοικησισ ην

21 η μ' ὁ τροφη τωι δημωι δ' τουτ' εγινετο ετη δ επτα κ' δ'κα μαλιστα

μη
μ τα μηδικα διεμεινεν η πολιτεια προεστω. τ' αρεοπαγιτ'

κ'περ υποφερομ'η κατα μικρον αυξανομ'ου δ' του πληθουσ

γενομ'οσ του δημ^{o} προστατ' εφιαλτ' ο σοφωνιδου

COL. XI.

XI κ' δοκων αδωροδοκητοσ ⟍ κ' δικ'οσ προσ τ' πολιτειαν επεθετο τηι βουληι κ'

πρωτον μ' ανειλεν πολλουσ τ' αρεοπαγιτ' αγωνασ

επιφερων π' τ' διωικημ'ων επειτα τ' βουλησ επι κονωνοσ αρχοντ^{o} απαντα π'ειλε

ν η
τα επιθετα δι ων ην η τ' πολιτειασ φυλακη και

τα μ' τοισ πεντακοσιοισ τα δ' τωι δημωι κ' τοισ δικαστηριοισ απεδωκεν επραττε

δ' ταυτα σ'αιτιου γενομ'ου θεμιστοκλεουσ οσ ην μ' τ' αρεο

παγιτ' εμελλε δ' κρινεσ^{θ} μηδισμου βουλομ'οσ δ' κ'λυθηναι τ' βουλην ο θεμιστο

εγ
προσ μ' τον εφιαλτ' ελεγεν οτι σ'αρπαζειν αυτον η βουλη μελλει

——προσ δ' τουσ αρεοπαγιτασ οτι δειξει τινασ σ'ισταμ'ουσ επι κ'λυσει τ' πολιτειασ

αγαγων δ' τουσ αφαιρεθεντασ τ' βου^{λ} ου διετριβεν ο εφιαλτ' ινα

6 δειξηι τουσ αθροιζομ'ουσ διελεγετο μ' σπουδησ αυτοισ ο δ εφιαλτ' ωσ ειδεν

κ'πλαγεισ καθιζει μονοχιτ' επι τον βωμ^{o} θαυμασαντ' δ' παντ'

το γεγον^{o} κ' μ' ταυτα σ'αθροισθεισησ τ' βουλησ τ' πεντακοσιων κατηγορουν τ'

αρεοπαγιτ' ο τ εφιαλτ' κ' θεμιστοκλ^{η} κ' παλιν εν τοισ

---

20 διοικησισ] litterae κησ minus bene formatae (etiam καισ vel κλισ significare possunt) ideoque iteratae sunt.

22 μηδικα] litterae μη iteratae sunt. || προεστω[τ']. Littera π prius fuit σ' aut τ'.

24 σοφωνιδου] ita ms., sed secunda littera prius fuit ω. — Post versum 24 sequuntur versus 22 inversi et una magna cruce deleti, deinde pagina integra versuum 43, item inversa et deleta.

2 δι ων ην] litterae ν η cum minus bene formatae essent iteratae sunt. Idem factum est vs. 4 (ελεγεν), 10 (καιρουσ), 12 (εκ).

3 επραττε] litterae αττ vix cernuntur.

5] lineola versui est praescripta. || τουσ ἀρεοπ.] υσ litterae evanidae. || αγαγων] litterae prima et secunda vix cernuntur.

7 το γεγον^{o}] certae non sunt litterae ο et ^{o}.

X πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἅπασι γὰρ τούτοις ἀπὸ 20
τῶν κοινῶν ἡ διασίτησις ἦν.

25. ἡ μὲν οὖν τροφὴ τῷ δήμῳ διὰ τούτων ἐγίγνετο. ἔτη δὲ ἑπτὰ 21
καὶ δέκα μάλιστα μετὰ τὰ Μηδικὰ διέμεινεν ἡ πολιτεία προεστώτων 22
τῶν Ἀρεοπαγιτῶν, καίπερ ὑποφερομένη κατὰ μικρόν. 23

αὐξανομένου δὲ τοῦ πλήθους γενόμενος τοῦ δήμου προστάτης 24
XI Ἐφιάλτης ὁ Σοφωνίδου, καὶ δοκῶν ἀδωροδόκητος εἶναι καὶ δίκαιος 1
πρὸς τὴν πολιτείαν, ἐπέθετο τῇ βουλῇ. καὶ πρῶτον μὲν ἀνεῖλε πολλοὺς
τῶν Ἀρεοπαγιτῶν, ἀγῶνας ἐπιφέρων περὶ τῶν διῳκημένων· ἔπειτα τῆς 2
462. βουλῆς ἐπὶ Κόνωνος ἄρχοντος ἅπαντα παρείλετο τὰ ἐπίθετα δι' ὧν
ἦν ἡ τῆς πολιτείας φυλακή, καὶ τὰ μὲν τοῖς πεντακοσίοις, τὰ δὲ τῷ 3
δήμῳ καὶ τοῖς δικαστηρίοις ἀπέδωκεν. ἔπραττε δὲ ταῦτα συναιτίου
st. 366 R. γιγνομένου Θεμιστοκλέους, ὃς ἦν μὲν τῶν Ἀρεοπαγιτῶν, ἔμελλε δὲ 4
κρίνεσθαι Μηδισμοῦ. βουλόμενος δὲ καταλυθῆναι τὴν βουλὴν ὁ Θεμι-
στοκλῆς πρὸς μὲν τὸν Ἐφιάλτην ἔλεγεν ὅτι συναρπάζειν αὐτὸν ἡ βουλὴ
μέλλει, πρὸς δὲ τοὺς Ἀρεοπαγίτας ὅτι δείξει τινὰς συνισταμένους ἐπὶ 5
καταλύσει τῆς πολιτείας. ἀγαγὼν δὲ τοὺς ἐφαιρεθέντας τῆς βουλῆς οἷ
διέτριβεν ὁ Ἐφιάλτης, ἵνα δείξῃ τοὺς ἀθροιζομένους, διελέγετο μετὰ 6
σπουδῆς αὐτοῖς. ὁ δ' Ἐφιάλτης ὡς εἶδεν, καταπλαγεὶς καθίζει μονο-
χίτων ἐπὶ τὸν βωμόν. θαυμασάντων δὲ πάντων τὸ γεγονός, καὶ μετὰ 7
ταῦτα συναθροισθείσης τῆς βουλῆς τῶν πεντακοσίων, κατηγόρουν τῶν

---

de sociorum tributis hic agitur, sed nomen aliquod requiritur quo duo milia illa virorum designentur; *φρουροὺς* legendum esse suspicati sunt vLeeuwen et Blass coll. XXX[27]. An *μισθοφόρους* aliudve compositum in -*φόρους* desinens? — Duobus hominum milibus decem naves potuisse expleri observat Kenyon.

20 *διασίτησις*] vHerwerden.

1 *καὶ δοκῶν*] nonne delendum est *καί*? indicatur enim causa propter quam dux partium popularium factus est.

2 *παρείλετο*] vHerwerden, *περιείλετο* Richards. Alibi quoque confusa sunt haec verba apud nostrum; cf. XI[8] et [20].

3 *γι(γ)νομένου*] Richards. || *Θεμιστοκλέους*] Themistoclis hac in narratione mentio summam movet mirationem, et mero auctoris errori videtur deberi, Periclis et Themistoclis nomina confundentis; vid. Aristot. Politic. II 12 et infra XI[20]. Librariis vitium non esse imputandum cum ex contextu apparet tum ex verbis grammatici qui scripsit argumentum Areopagitici Isocrat.: *Ἀριστοτέλης λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας* (fr. Aristot. 366 R.).

5 *ἐφαιρεθέντας*] vHerwerden coll. Thuc. IV 38, *αἱρεθέντας* Kenyon coniecit, *ἐξαιρεθέντας* Poland, *αἱρεθέντας ὑπὸ* Richards. || *οἷ*] vHerwerden.

6 *τοὺς*] *αὐτοὺς* Rutherford.

7 *ὁ*] addidit Kontos.

XI δημωι τον αυτον τροπον εωσ περειλον^{το} αυτ´ τ̀ δυνα^{μ} κ´ ανηιρεθη δ´ κ´ ι
εφιαλτ᾽ δολοφονηθεισ μετ ου πολυν χ̊ δι αριστοδικου του τανα
γραιου η μ´ ό τ´ αρεοπαγιτ´ βουλη τουτον τον τροπον απεστερηθη τ̀ επιμελειασ
μ̀ δ´ ταυτα σ´εβαινεν ανειεσ^{θ} μαλλον τ̀ πολιτειαν δια
κ´
τουσ προθυμωσ δημαγωγουντασ κ̀ □ γ´ τουσ . . ρουσ τουτουσ σ´□επεσε μηδ ηγεμονα
εχειν τουσ επιεικεστερουσ αλλ αυτ´ προεσταν̔
κιμωνα τον μιλτιαδου νεωτερον □ οντα κ´ προσ τ̀ πολιν ο□ψε προσελθοντα
προσ δ´ τουτοισ εφθαρθαι τουσ πολλουσ κ̀ πολε
κ
μον τ᾽ γ´ στρατειασ γινομ´ησ εν τοισ τοτε χ̊ εκ κ̀λογου κ´ στρατηγ^{ω} εφισταμ´ων
απειρων μ´ του πολεμειν τιμωμ´ων δ´ δ̀ τασ πατρι
κασ δοξασ αιει σ´εβαινεν τ´ εξιοντ´ ανα δισχειλιουσ η τρισχιλιουσ απολλυσ^{θ} ωστε
αναλισκεσ^{θ} κ´ τουσ επιεικεισ κ´ του δημου κ´ τ´ ευπορων τα μ´ ό
αλλα παντα διωκουν ουχ ομοιωσ κ´ προτερον τοισ νομοισ προσεχοντεσ τ̀ δ´ τ´
εννεα αρχοντ´ αιρεσιν ουκ εκεινουν αλλ εκτωι ετει μ̀ τον
εφιαλτου θανατ^{ο} εγνωσαν κ´ εκ ζευγιτ´ προκρινεσ^{θ} τουσ κληρωσομ´ουσ τ´ εννε
αρχοντ´ κ´ πρωτοσ ηρξεν εξ αυτ´ μνησιθειδησ οι δ´ προ του
του παντεσ εξ ιππε^{ω} κ´ πεντακοσιομεδιμν^{ω} ησαν οι ζευγιτ̔ τασ εγκυκλιουσ ηρχον
ει μη τι παρεωρατο ϋπο τ´ δημων τ´ εν τοισ νομοισ
ετει δ´ πεμπτωι μ̀ ταυτα επι λυσικρατουσ αρχοντ^{ο} οι τριακοντα δικαστ̔ κατε-
στησαν παλιν οι καλουμ´οι κ̀ δημουσ κ´ τριτωι μετ αυτον επι

---

10 sq.] duo foramina librarius hoc loco vitavit, quorum alterum intercedit inter litteras κ̀ νεωτερον et γ´ οντα, alterum inter σ´ ο et επεσε ψε.

10 μηδ ηγεμονα] litterae ηγε insolite formatae et latius diductae sunt; hinc iure efficit Kenyon aliud prius fuisse scriptum. Fuitne μηδεν (μηδέν)?

11] supra κ´ προσ aliquid in ms. scriptum esse contendit Paton, idque μόγις fuisse suspicatur; obloquitur Kenyon, chartae vitio oculos falli putans. Ex ectypo quid rei sit non satis liquet.

13 ωστε] littera ω obscura. || κ´ τουσ] deletum est κ´.

16 ϋπο τ´ δημων] non deleta esse videntur haec verba, ut putat Kenyon, sed atramentum postea hoc loco detorsum esse, cum glutine obduceretur haec papyri pars (ut cadaveri involvendo inserviret?); cf. vs. 24. In vicinia vestigia humidi penicilli multa apparent.

XI *Ἀρεοπαγιτῶν ὅ τ᾽ Ἐφιάλτης καὶ ὁ Θεμιστοκλῆς, καὶ πάλιν ἐν τῷ δήμῳ* 8
τὸν αὐτὸν τρόπον, ἕως παρείλοντο αὐτῶν τὴν δύναμιν. ἀνῃρέθη δὲ
rist. 367 B. *καὶ ὁ Ἐφιάλτης δολοφονηθεὶς μετ᾽ οὐ πολὺν χρόνον δι᾽ Ἀριστοδίκου*
τοῦ Ταναγραίου. ἡ μὲν οὖν τῶν Ἀρεοπαγιτῶν βουλὴ τοῦτον τὸν τρόπον 9
ἀπεστερήθη τῆς ἐπιμελείας.

26. *μετὰ δὲ ταῦτα συνέβαινεν ἀνίεσθαι μᾶλλον τὴν πολιτείαν διὰ*
τοὺς προθύμως δημαγωγοῦντας. κατὰ γὰρ τοὺς καιροὺς τούτους συνέ- 10
πεσε μηδ᾽ ἡγεμόνα ἔχειν τοὺς ἐπιεικεστέρους, ἀλλ᾽ αὐτῶν προεστάναι
Κίμωνα τὸν Μιλτιάδου, νεώτερον ὄντα καὶ πρὸς τὴν πόλιν ὀψὲ 11
προσελθόντα, πρὸς δὲ τούτοις ἐφθάρθαι τοὺς πολλοὺς κατὰ πόλεμον·
τῆς γὰρ στρατείας γιγνομένης ἐν τοῖς τότε χρόνοις ἐκ καταλόγου, καὶ 12
στρατηγῶν ἐφισταμένων ἀπείρων μὲν τοῦ πολεμεῖν τιμωμένων δὲ διὰ
τὰς πατρικὰς δόξας, ἀεὶ συνέβαινε τῶν ἐξιόντων ἀνὰ δισχιλίους ἢ 13
τρισχιλίους ἀπόλλυσθαι, ὥστ᾽ ἀναλίσκεσθαι τοὺς ἐπιεικεῖς καὶ τοῦ δήμου
καὶ τῶν εὐπόρων.

τὰ μὲν οὖν ἄλλα πάντα διῴκουν οὐχ ὁμοίως καὶ πρότερον τοῖς 14
νόμοις προσέχοντες, τὴν δὲ τῶν ἐννέα ἀρχόντων αἵρεσιν οὐκ ἐκίνουν,
ἀλλ᾽ ἢ ἕκτῳ ἔτει μετὰ τὸν Ἐφιάλτου θάνατον ἔγνωσαν καὶ ἐκ ζευγιτῶν 15
προκρίνεσθαι τοὺς κληρωσομένους τῶν ἐννέα ἀρχόντων, καὶ πρῶτος
457. *ἦρξεν ἐξ αὐτῶν Μνησιθείδης. οἱ δὲ πρὸ τούτου πάντες ἐξ ἱππέων καὶ* 16
πεντακοσιομεδίμνων ἦσαν, οἱ δὲ ζευγῖται τὰς ἐγκυκλίους ἦρχον, εἰ μή
τι παρεωρᾶτο ὑπὸ τῶν δήμων τῶν ἐν τοῖς νόμοις.

453. *ἔτει δὲ πέμπτῳ μετὰ ταῦτα, ἐπὶ Λυσικράτους ἄρχοντος, οἱ τριάκοντα* 17
δικασταὶ κατέστησαν πάλιν οἱ καλούμενοι κατὰ δήμους· καὶ τρίτῳ μετ᾽

---

8 *παρείλοντο*] Kontos, *περιείλοντο* Kenyon, cf. XI[2] et [20]. || *ἀνῃρέθη*] ante hoc verbum coniunctionem *καὶ* delerunt Blass et Jos. Mayor. || *δι᾽*] *ὑπ᾽*? Cf. II[30].

10 *ἡγεμόνα*] sc. ducem eo nomine dignum; nisi excidit adiectivum quale est *σπουδαῖος*, quod coniecerunt Gennadios Richards.

11 *νεώτερον*] *ἀνούστερον* vHerwerden dubitabundus, nunc praefert quod coniecit Kontos *νωθρότερον*. || *πόλιν*] *πολι τεῖαν* Keil. || *ἐφθάρθαι τοὺς πολλοὺς*] *populus autem deterior factus erat* (morte multorum virorum praestantium).

13 *ὥστ᾽*] *ἔστε* mavult Paton sine iusta causa; non occurrit *ἔστε* particula in hoc opere.

14 *οὐχ ὁμοίως καὶ πρότερον*] *minus quam antea*. Iniuria Wyse contendit delendam esse negationem. || *ἢ*] addidit Blass.

16 *δὲ*] addidit Kenyon. || *ὑπὸ τῶν δήμων*] haec verba omisit Kenyon, in manuscripto deleta esse ratus; servanda esse intellexit etiam Paton.

17 *καλούμενοι*] *οἱ* subiungit Rutherford. || *αὐτόν*] John Mayor et Gennadios post hoc pronomen addunt *ἔτει*.

XI αντιδοτ^{ο} δ' το πληθ^{ο} τ' πολιτ' π'κλεουσ ειποντ^{ο} εγνωσαν μη μετεχειν τ' πολε^{ω}
οσ αν μη εξ αμφοιν αστοιν ην γεγονωσ μετα δ' ταυτα προσ το δημα
γωγειν ελθοντοσ π'κλε^{ο} κ' πρωτου ευδοκιμησαντ^{ο} οτε κατηγορησε τασ ευθυνασ
.π.
κιμων^{ο} στρατηγουντ^{ο} νεοσ ων δημοτικωτεραν ετι σ'εβη
γενεσ^{θ} τ' πολιτειαν κ' γ' τ' αρεοπαγιτ' ενια παρειλετο κ' μαλιστα προυτρεψεν τ'
πολιν επι τ' ναυτι^{κ} δυνα^{μ} εξ ησ σ'εβη θαρρησαντασ τουσ πολ
.α.
λουσ πασαν τ' πολιτειαν μαλλον αγειν εισ αυτουσ μ' δ' τ' εν σαλαμινι ναυμα^{χ}
ενοσ δει πεντηκοστωι ετει επι πυθοδωρου αρχοντ^{ο} ο προσ πε
λοποννησιουσ ενεστη πολεμ^{ο} εν ωι κ'κλισθεισ ο δημοσ εν τωι αστει κ' σ'εθισθεισ
εν ταισ στρατιαισ μισθοφορειν τα μ' εκων τα δ' ακων
προηιρειτο τ' πολιτειαν διοικειν αυτοσ εποιησε δ' κ' μισθοφορα τα δικαστηρια
π'κλησ πρωτοσ αντιδημαγωγ^{ω} προσ τ' κιμων^{ο} ευποριαν
ο γ' κιμων ατε τυραννικην εχων ουσιαν πρωτον μ' τασ κοινασ λητουργιασ
ελητουργει λαμπρωσ επειτα τ' δημοτ' ετρεφε τουσ πολλουσ
εξην γ' τωι βουλομ'ωι λακιαδων καθ εκαστ' την ημεραν ελθοντι παρ αυτον εχειν
τα μετρια ετι δ' τα χωρια παντα αφρακτα ην οπωσ εξην
τωι βουλομ'ωι τ' οπωρασ απολαυειν προσ δη ταυτ' τ' χορηγιαν επιλειπομ'οσ ο
π'κλησ τηι ουσιαι σ'βουλευσαντοσ αυτωι δαμωνιδου του οιηθεν ουσ
εδοκει τ' πολεμων εισηγητ' — τωι π'κλει διο κ' ωστρακισαν αυτον υστερον επει
τοισ ιδιοισ ηττατο διδοναι τοισ πολλοισ τα αυτ' κατεσκευασε μισθοφοραν
μαλλον
τοισ δικασταισ αφ ων αιτιωνται τινεσ χειρω γενεσ^{θ} κληρουμ'ων επιμελωσ αιει τ' τυχοντ'
η τ' επιεικων ανθρωπων ηρξατο δ' μ' ταυτα κ' το δε

24 *τουσ*] deletum? Vid. ad vs. 16.
26 *σ'βουλευσαντοσ*] sic, non *σ'βουλευοντοσ* (Kenyon) legitur in manuscripto; litterae *σα* pallidae sed tamen certae sunt.

18 *ἢ*] Kenyon; cf. XI^{25}. De re vid. Plut. Per. 37.
19 *πρῶτον*] Blass alii; *προτοῦ* (vel *πρότερον*) tentarunt vLeeuwen Jackson (*qui antea quoque inclaruerat*).
21 *δεῖ*] vid. ad VIII^{21}.

XI αὐτόν, ἐπ' Ἀντιδότου, διὰ τὸ πλῆθος τῶν πολιτῶν, Περικλέους εἰπόντος, 18
451. ἔγνωσαν μὴ μετέχειν τῆς πόλεως ὃς ἂν μὴ ἐξ ἀμφοῖν
ἀστοῖν ᾖ γεγονώς.

27. μετὰ δὲ ταῦτα πρὸς τὸ δημαγωγεῖν ἐλθόντος Περικλέους, καὶ 19
463? πρῶτον εὐδοκιμήσαντος ὅτε κατηγόρησε τὰς εὐθύνας Κίμωνος στρατη-
γοῦντος νέος ὤν, δημοτικωτέραν ἔτι συνέβη γενέσθαι τὴν πολιτείαν· 20
καὶ γὰρ τῶν Ἀρεοπαγιτῶν ἔνια παρείλετο, καὶ μάλιστα προύτρεψε τὴν
πόλιν ἐπὶ τὴν ναυτικὴν δύναμιν, ἐξ ἧς συνέβη θαρρήσαντας τοὺς
πολλοὺς ἅπασαν τὴν πολιτείαν μᾶλλον ἄγειν εἰς αὑτούς. μετὰ δὲ τὴν 21
432. ἐν Σαλαμῖνι ναυμαχίαν ἑνὸς δεῖ πεντηκοστῷ ἔτει, ἐπὶ Πυθοδώρου
ἄρχοντος, ὁ πρὸς Πελοποννησίους συνέστη πόλεμος, ἐν ᾧ κατακλησθεὶς 22
ὁ δῆμος ἐν τῷ ἄστει καὶ συνεθισθεὶς ἐν ταῖς στρατείαις μισθοφορεῖν,
τὰ μὲν ἑκὼν τὰ δὲ ἄκων προῃρεῖτο τὴν πολιτείαν διοικεῖν αὐτός. 23

ἐποίησε δὲ καὶ μισθοφόρα τὰ δικαστήρια Περικλῆς πρῶτος, ἀντιδη-
μαγωγῶν πρὸς τὴν Κίμωνος εὐπορίαν. ὁ γὰρ Κίμων, ἅτε τυραννικὴν 24
ἔχων οὐσίαν, πρῶτον μὲν τὰς κοινὰς λῃτουργίας ἐλῃτούργει λαμπρῶς,
ist. 63 B. ἔπειτα τῶν δημοτῶν ἔτρεφε πολλούς· ἐξῆν γὰρ τῷ βουλομένῳ Λακιαδῶν 25
καθ' ἑκάστην τὴν ἡμέραν ἐλθόντι παρ' αὐτὸν ἔχειν τὰ μέτρια, ἔτι δὲ
τὰ χωρία πάντα ἄφρακτα ἦν, ὅπως ἐξῇ τῷ βουλομένῳ τῆς ὀπώρας 26
ἀπολαύειν. πρὸς δὴ ταύτην τὴν χορηγίαν ἀπολειπόμενος ὁ Περικλῆς
ist. 35 B. τῇ οὐσίᾳ, συμβουλεύσαντος αὐτῷ Δαμωνίδου τοῦ Οἰῆθεν (ὃς ἐδόκει 27
τῶν πολιτικῶν εἰσηγητὴς εἶναι τῷ Περικλεῖ, διὸ καὶ ὠστράκισαν αὐτὸν
ὕστερον) „ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο, διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν,"
κατεσκεύασε μισθοφορὰν τοῖς δικαστηρίοις· ἀφ' οὗ αἰτιῶνταί τινες 28

---

22 συνέστη] vLeeuwen. Cf. ad II[18]. || στρατείαις] στρατιαῖς Kenyon cum ms.; cf. IX[33].

23 προῃρεῖτο] προήγετο Richards.

24 πολλούς] articulum τούς, qui in ms. antecedit, servandum esse putat Paton.

25 ἐξῇ] Kenyon dubitanter (cf. XI[18]). Mayor ὥστε ἐξῆν. An ὅπου ἐξῆν?

26 ἀπολειπόμενος] Richards Kontos. Cf. VI[35]. || συμβουλεύσαντος] -λεύοντος Kenyon per errorem, quem etiam Paton notavit. || Δαμωνίδου] nomen hinc repetit Plut. Pericl. 9, sed alias *Damon* hic vir vocatur, etiam a Plutarcho (Pericl. 4, Nic. 6). Plenum eius nomen Δάμων Δαμωνίδου Ὄαθεν (l. Οἰῆθεν, Meisterhans[2] p. 45) est apud Steph. Byz. s. v. Ὄα, unde Δάμωνος Δαμωνίδου h. l. scribendum esse putant criticus in Athenaeo (4 April. 1891) Kontos Wyse; Poland vero censet eiusdem nominis formas esse binas Δάμων et Δαμωνίδης. || ὅς] Kenyon, ὅστις mavult Paton.

27 πολιτικῶν] Wyse Gennadios Poland; cf. Plut. Pericl. 4. || διδόναι — αὑτῶν] „populo de ipsorum pecunia gratificari"; sic igitur Damon mercedem iudicum, quae ex publico aerario solvitur, designat, amaro ioco usus. Pro αὑτῶν vLeeuwen coniecerat αὑτοῦ (verba aliter iungens), sed vulgata sana videtur.

28 δικαστηρίοις] Blass Richards, cf. XI[23]. Sanum esse δικασταῖς, sed post χείρω excidisse τὰ πράγματα vel τὰ κατὰ τὴν πολιτείαν coniecerunt vHerwerden Jos. Mayor Gennadios; Hude pro χείρω legit χείρους. || οὗ] Richards.

XI καζειν πρωτον κ̓ δειξαντοσ αυτου μ̓ τ̓ εν πυλωι στρατηγιαν κρινομ́οσ γ́ υπο
τινων δ̓ το αποβαλειν πυλον δεκασασ το δικαστηριον απεφυγεν
εωσ μ́ ὁ π́κλησ προειστηκει του δημου βελτειω τα κ̓ τ̓ πολιτειαν ην τελευτη-
σαντοσ δ́ π́κλεουσ πολυ χείρω πρωτον γ́ τοτε ——— προστατην
ντα
———ελαβεν ο δημοσ ουκ ευδοκιμουμενοντα παρα τοισ επιεικεσιν εν δ́ τοισ προτερον
ρ
χ αει διετελουν οι επιεικεισ δημαγωγότεσ εξ αρχησ μ́ γ́ κ́
πρωτοσ εγενετο προστατ̓ του δημου σολων δευτεροσ δ́ πεισιστρατοσ τ́ ευγενων
κ́ γνωριμων κ̓ λυθεισησ δ́ τ̓ τυραννιδ^{ο} κλεισθενησ
του γενουσ ων τ́ αλκμεονιδ^{ω} κ́ τουτωι μ́ ουδεισ ην αντιστασιωτ̓ ωσ εξεπεσον
οι π́ τον ισαγοραν μ̓ δ́ ταυτα του μ́ δημου προειστηκει ξανθιπποσ
τ́ δ́ γνωριμων μιλτιαδησ επειτα θεμιστοκ^{λ} κ́ αριστει^{δ} μ̓ δ́ τουτουσ εφιαλτ̓ μ́ του
δημου κιμ^{ω} δ ο μιλτιαδου τ́ ευπορων ειτα π́κλησ μ́ του
δημου θουκυδιδησ δ́ τ́ ετερων κηδεστησ ων κιμων^{ο} π́κλεουσ δ́ τελευτησαντ^{ο}
τ́ μ́ επιφανων προειστηκει νικιασ ο εν σικελιαι τελευτησασ
του δ́ δημου κλεων ο κλαιενετου οσ δοκει μαλιστα διαφθειραι τον δημον ταισ
ορμαισ κ́ πρωτοσ επι του βηματ^{ο} ανεκραγε κ́ ελοιδορησατο κ́ π́ζω
σαμ́οσ εδημηγορησε τ́ αλλ^{ω} εν κοσμωι λεγοντ́ ειτα μ̓ τουτουσ τ́ μ́ ετερων
θηραμενησ ο αγνωνοσ του δ́ δημου κλεοφων ο λυροποιοσ οσ και
τ̓ διωβολιαν εποριζε πρωτοσ κ́ χρονον μ́ τινα διεδιδου μ̓ δ́ ταυτα κατελυσε
καλλικρατ̓ παιανιευσ πρωτοσ υποσχομ́οσ επιθησειν προσ
τοιν δυοιν οβολοιν αλλον οβολον τουτων μ́ ὁ αμφοτερων θανατ^{ο} κατεγνωσαν
υστερον ειωθεν γ́ καν εξαπατηθηι το πληθοσ υστερον μι

30] ante *προστατην* deletum est vocabulum sex litterarum, quarum prima fuit *π*, ultima *σ*.
31] praescripta huic versui est lineola.

---

29 *Ἀνύτου*] Kenyon ex Harpocr. s. v. *δεκάζων* (fr. 371 R.).
31 *εὐδοκιμοῦντα*] Wyse Blass vHerwerden alii, *εὐδοκιμοῦντα τὰ* Kenyon, *εὐδόκιμον ὄντα* Naber; Gennadios *προστάτας ... εὐδοκιμοῦντας* mavult.

XI χείρω γενέσθαι, κληρουμένων ἐπιμελῶς ἀεὶ μᾶλλον τῶν τυχόντων ἢ
τῶν ἐπιεικῶν ἀνθρώπων. ἤρξατο δὲ μετὰ ταῦτα καὶ τὸ δεκάζειν, 29
Arist. 371 R. πρώτου καταδείξαντος Ἀνύτου μετὰ τὴν ἐν Πύλῳ στρατηγίαν. κρινό-
μενος γὰρ ὑπό τινων διὰ τὸ ἀποβαλεῖν Πύλον, δεκάσας τὸ δικαστήριον
ἀπέφυγεν.

28. ἕως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου, βελτίω τὰ κατὰ 30
τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω. πρῶτον
γὰρ τότε προστάτην ἔλαβεν ὁ δῆμος οὐκ εὐδοκιμοῦντα παρὰ τοῖς 31
ἐπιεικέσιν· ἐν δὲ τοῖς πρότερον χρόνοις ἀεὶ διετέλουν οἱ ἐπιεικεῖς
δημαγωγοῦντες. ἐξ ἀρχῆς μὲν γὰρ καὶ πρῶτος ἐγένετο προστάτης τοῦ 32
δήμου Σόλων, δεύτερος δὲ Πεισίστρατος, τῶν εὐγενῶν ὢν καὶ γνωρίμων·
καταλυθείσης δὲ τῆς τυραννίδος Κλεισθένης, τοῦ γένους ὢν τῶν 33
Ἀλκμεωνιδῶν, καὶ τούτῳ μὲν οὐδεὶς ἦν ἀντιστασιώτης, ὡς ἐξέπεσον
οἱ περὶ τὸν Ἰσαγόραν. μετὰ δὲ ταῦτα τοῦ μὲν δήμου προειστήκει
Ξάνθιππος, τῶν δὲ γνωρίμων Μιλτιάδης· ἔπειτα Θεμιστοκλῆς καὶ 34
Ἀριστείδης· μετὰ δὲ τούτους Ἐφιάλτης μὲν τοῦ δήμου, Κίμων δ' ὁ
Μιλτιάδου τῶν εὐπόρων· εἶτα Περικλῆς μὲν τοῦ δήμου, Θουκυδίδης 35
δὲ τῶν ἑτέρων, κηδεστὴς ὢν Κίμωνος. Περικλέους δὲ τελευτήσαντος
τῶν μὲν ἐπιφανῶν προειστήκει Νικίας, ὁ ἐν Σικελίᾳ τελευτήσας, τοῦ 36
δὲ δήμου Κλέων ὁ Κλεαινέτου, ὃς δοκεῖ μάλιστα διαφθεῖραι τὸν δῆμον
ταῖς ὁρμαῖς, καὶ πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε καὶ ἐλοιδορήσατο
Arist. 368 R. καὶ περιζωσάμενος ἐδημηγόρησε, τῶν ἄλλων ἐν κόσμῳ λεγόντων. εἶτα 37
μετὰ τούτους τῶν μὲν ἑτέρων Θηραμένης ὁ Ἅγνωνος, τοῦ δὲ δήμου
Κλεοφῶν ὁ λυροποιός, ὃς καὶ τὴν διωβελίαν ἐπόρισε πρῶτος· καὶ 38
Arist. 422 (?) χρόνον μέν τινα διεδίδοτο, μετὰ δὲ ταῦτα κατέλυσε Καλλικράτης Παια-
νιεὺς πρῶτος ὑποσχόμενος ἐπιθήσειν πρὸς τοῖν δυοῖν ὀβολοῖν ἄλλον 39

---

32 *ὤν*] adiecit Richards.

35 *ἑτέρων*] vHerwerden observavit non esse sollicitandum h. l. et XI[37] vocabulum, pro quo proposita sunt *ἐσθλῶν* (Wyse, quod poeticae est dictionis), *ἐπιεικῶν* (John Mayor), *εὐπόρων* (Richards).

36 *Κλεαινέτου*] ms. *κλαιενετου*, hoc uno loco confundens sonos *αι* et *ε*, nisi casu permutatae sunt litterae vicinae. || Post *ὁρμαῖς* excidisse *ἑκάστοτε χαριζόμενος* vel simile quid suspicatur Jos. Mayor. || *περιζωσάμενος*] cf. Aristoph. Pac. 687.

38 *διωβελίαν*] vHerwerden. Non theoricum sed ecclesiasticum voce *διωβελία* hoc loco significari suspicatur Nicklin. || *διεδίδοτο*] Wyse Richards. || *κατέλυσε*] *κατηύξησε* Whibley, *κατήνυσε* Gennadios, vix recte. Quamquam si *sustulit* theoricum Callicrates, non *auxit*, sensu carent quae mox de eo dicuntur; nam *ἐξαπατᾶν* verbum, quod sequitur, non *decipere* hoc loco valere debet sed *in errorem pertrahere* (cf. XV[1]). Locus obscurus et oratio incomposita; pugnant autem quae de Cleophontis morte h. l. dicuntur cum Lysiae verbis XIII § 7 sqq. et XXX § 10 sqq., de Callicrate alia omnia ex Aristotelis libro de civitate Atheniensium affert Zenobius VI 29. || *πρῶτος*] *πρῶτον* vLeeuwen coniecit (*cum prius promisisset*), sed nimis incerta est totius loci sententia.

XI σειν τουσ τι προαγαγονταϲ ποιειν αυτουσ τ' μη καλωσ εχοντ' απο δ' κλεοφωντοσ ηδη διεδ'χοντο σ'εχωσ τ' δημαγωγιαν οι μαλιστα βουλομ'οι θρασυνεσ$^{\vartheta}$ κ' χαριζεσθαι τοισ πολλοισ προσ τα παραυτικα βλεποντεσ δοκουσι δ$^{\varepsilon}$ οι βελτιστοι γεγονεναι τ' αθηνησι πολειτευσαμ'ων μ' τουσ αρχαιουσ νικιασ κ' θουκυδιδησ κ' θηραμενησ κ' π' μ' νικιου κ' θουκυδιδου παντεσ σχεδον ομολογουσιν ανδρασ γεγονεναι ου μονον καλουσ καγαθουσ αλλα κ' πολιτικουσ κ' τηι πολει πασηι (καλωσ) πατρικωσ χρωμ'ουσ π' δ' θηραμ'ουσ δ' το σ'βηναι κατ αυτον ταραχωδεισ τασ πολιτειασ αμφισβητησισ τ' κρισε$^{\omega}$/ δοκει μ' τοισ μη παρεργωσ αποφαινομενοισ ουχ ωσπερ αυτον διαβαλλουσι πασασ τασ πολιτειασ κ' λυειν αλλα πασασ προαγειν εωσ μηδεν π' νομοιεν ωσ δυναμ'οσ πολιτευεσ$^{\vartheta}$ κ' πασασ οπ' / αγαθου πολιτ^{o} εργ^{o} π' νομουσαισ δ' ου σ'χωρων αλλ απεχθανομ'οσ εωσ μ' ο ισοροπα τα πραγματα κ' τον πολεμον ην διεφυ...... τ' δημοκρατιαν επει δ' μ' τ' εν σικε$^{\lambda}$ γενομ'ην δ' φοραν ισχυροτατα τα τ' λακεδαιμονι$^{\omega}$ εγενετο δ' τ' προσ βασιλεα σ'μα$^{\chi}$ ηναγκασθησαν με......ντεσ τ' δημοκρατιαν κ'στησαι τ' επι τ' τετρακοσι$^{\omega}$ πολιτειαν ειποντοσ τον μ' προ του ψηφισματ^{o} λογ^{o} μηλοβιου τ' δ' γνωμην γραψαντ^{o} πυθοδωρου το. ....ου μαλιστα δ' τ' συμπεισθεντ' τ' πολλ$^{\omega}$ δ' το νομιζειν βασ.λεα .....ν εαυτοισ σ'πολεμησειν εαν δι ολιγων ποιησωνται την πολιτειαν

COL. XII.

B

η
ην δ' ι
σ

XII ϱινοιην δ' το ψηφισμα του πυθοδωρου τοιονδ' τον δημ^{o} ελεσ$^{\vartheta}$ μ' τ' προϋπαρ

---

40 προαγαγονταϲ] itane an προσαγαγονταϲ (Kenyon) sit in ms. non satis patet, quoniam chartae locum vitiosum librarius praeteriit inter προ et αγαγονταϲ.

47 ειποντοσ] vix apparent litterae ι et τ.

48 δ' τ'] deletum est τ'.

1] litterae ϱινοι (ρηγια? ριγια?) quid sibi velint non apparet. Incipit hinc **nova pars papyri**, quae litteram *B* habet superscriptam, cf. pag. I et XXV; fortasse prius destinata fuit alii operi exscribendo. Deletae autem sunt litterae ϱινοιηνδ'.

XI ὀβολόν. τούτων μὲν οὖν ἀμφοτέρων θάνατον κατέγνωσαν ὕστερον·
εἴωθε γάρ, ἐὰν ἐξαπατηθῇ τὸ πλῆθος, ὕστερον μισεῖν τούς τι προαγα- 40
γόντας ποιεῖν αὐτοὺς τῶν μὴ καλῶς ἐχόντων.
ἀπὸ δὲ Κλεοφῶντος ἤδη διεδέχοντο συνεχῶς τὴν δημαγωγίαν οἱ
μάλιστα βουλόμενοι θρασύνεσθαι καὶ χαρίζεσθαι τοῖς πολλοῖς πρὸς τὸ 41
Arist. 369 R. παραυτίκα βλέποντες. δοκοῦσι δὲ βέλτιστοι γεγονέναι τῶν Ἀθήνησι
πολιτευσαμένων μετὰ τοὺς ἀρχαίους Νικίας καὶ Θουκυδίδης καὶ Θηρα- 42
μένης. καὶ περὶ μὲν Νικίου καὶ Θουκυδίδου πάντες σχεδὸν ὁμολογοῦσιν
ἄνδρας γεγονέναι οὐ μόνον καλοὺς κἀγαθοὺς ἀλλὰ καὶ πολιτικοὺς καὶ 43
τῇ πόλει πάσῃ πατρικῶς χρωμένους· περὶ δὲ Θηραμένους διὰ τὸ
συμβῆναι κατ' αὐτὸν ταραχώδεις τὰς πολιτείας εἶναι ἀμφισβήτησις τῆς
κρίσεώς ἐστιν. δοκεῖ μέντοι τοῖς μὴ παρέργως ἀποφαινομένοις οὐχ ὥσπερ 44
αὐτὸν διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν
ἕως μηδὲν παρανομοῖεν, ὡς δυνάμενος πολιτεύεσθαι κατὰ πάσας, ὅπερ 45
ἐστὶν ἀγαθοῦ πολίτου ἔργον, παρανομούσαις δ' οὐ συγχωρῶν ἀλλ'
ἀπεχθανόμενος.

29. ἕως μὲν οὖν ἰσόρροπα τὰ κατὰ τὸν πόλεμον ἦν, διεφύλαττον 46
τὴν δημοκρατίαν· ἐπεὶ δὲ μετὰ τὴν ἐν Σικελίᾳ γενομένην συμφορὰν
ἰσχυρότερα τὰ τῶν Λακεδαιμονίων ἐγένετο διὰ τὴν πρὸς βασιλέα 47
συμμαχίαν, ἠναγκάσθησαν μεταβαλόντες τὴν δημοκρατίαν καταστῆσαι
τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν, εἰπόντος τὸν μὲν πρὸ τοῦ
ψηφίσματος λόγον Μηλοβίου, τὴν δὲ γνώμην γράψαντος Πυθοδώρου
τοῦ Πολυζήλου, μάλιστα δὲ συμπεισθέντων τῶν πολλῶν διὰ τὸ 48
νομίζειν βασιλέα θᾶττον ἑαυτοῖς συμπολεμήσειν, ἐὰν δι' ὀλίγων ποιή-
XII σωνται τὴν πολιτείαν. ἦν δὲ τὸ ψήφισμα τοῦ Πυθοδώρου τοιόνδε· 1

---

39 *ἐὰν*] vHerwerden.

40 *προαγαγόντας*] Blass vHerwerden alii, *προσαγαγόντας* Kenyon, id in ms. esse ratus.

41 *τὸ*] Kontos Gennadios. || *οἱ*] del. vLeeuwen (fortasse id voluerat librarius), in *καὶ* mutat Rutherford.

43 *πατρικῶς*] quod in papyro superscriptum legitur *καλωσ* non est lectio altera sed glossema. || *εἶναι*] verbum, quod facile excidere potuit (—), addidit Richards. An *ταραχὰς τῆς πολιτείας*? || *τῆς*] *τις* Wyse. An *τις τῆς*?

44 *μέντοι*] Kenyon. || *προάγειν*] *στέργειν* Richards sine causa, cf. VII[4].

45 *πράγματα*] delevit vLeeuwen coll. XXX[14] et XII[14].

46 *διεφύλαττον*] Kenyon. || *συμφορὰν*] vLeeuwen Gennadios Richards Hude, *διαφθορὰν* Kenyon. Quid intersit optime docet Thucyd. VIII 98 § 2. Permutata sunt *σ'φοραν* et *δ'φοραν*. || *ἰσχυρότερα*] Blass Mayor.

47 *μεταβαλόντες*] Hultsch, *μεταστήσαντες* Kenyon. || *τὸν μὲν*] *μὲν τὸν*? Sed dici debuisset potius *τὸν μὲν ... λόγον εἰπόντος Μηλοβίου*. || *πρὸ*] *περὶ* Wyse.

48 *τοῦ Πολυζήλου*] Poland collato Diogenis Laertii loco IX 8 § 5. Kenyon edidit *το[ῦ] ...τίου*, hinc vHerwerden *τοῦ Προσπαλτίου* coniecerat, sed litterae *ζηλ* tantum non certae sunt. || *θᾶττον*] vLeeuwen, *ἄσμενον* (*ασμ'ον*) Kenyon, *μᾶλλον* Jos. Mayor, *μέλλειν* Marchant.

XII χοντ' δ'κα προβουλων αλλουσ εικοσι εκ τ' υπερ τετταρακοντα ετη γεγονοτ' οιτινεσ ομοσαντεσ η μην σ'γραψειν ά αν ηγωντ' βελτιστα ⟍ τηι πολει σ'γραψουσι π' τ' σωτηριασ εξειναι δ' κ' τ' αλλ^{ω} τωι βουλομ'ωι γραφειν ιν εξ απαντ' αιρωντ' το αριστ^{o} κλειτοφων δ' τα μ' αλλα καθαπερ πυθοδωρ^{o} ειπεν προσαναζητησαι δ' τουσ αι ρεθεντασ εγραψεν κ' τουσ πατριουσ νομουσ ουσ κλεισθεν^{η} εθηκεν οτε καθιστη τ' δη μοκρατιαν οπωσ ακουσαντεσ κ' τουτ' βουλευσωντ' το αριστ^{o} ωσ ου δημοτι^{κ} αλλα π' πλησιαν ουσαν τ' κλεισθεν^{o} πολιτειαν τηι σολων^{o} οι δ αιρεθεντεσ πρωτον μ' εγρα ψαν επαναγκεσ ⟍ τουσ πρυτανεισ απαντα τα λεγομ'α π' τ' σωτηριασ επιψηφιζειν επειτα τασ τ' $^{π'}$νομων π' γραφασ κ' τασ εισαγγελιασ κ' τασ προκλησεισ ανειλον οπωσ αν οι εθελοντεσ αθηναι^{ω} σ'βουλευωσι π' τ' προκειμ'ων εαν δ' τισ τουτ' χαριν η ζη μιοι η προσκαληται η εισαγηι η εισ δικαστηρι^{o} ενδειξιν αυτου ⟍ κ' απαγωγην προσ τουσ στρατηγουσ τουσ δ' στρατηγουσ π' δουναι τοισ ενδεκα θανατωι ζημιωσαι μ'.δ' ταυ τα τ' πολιτειαν διεταξαν τονδ' τροπον τα μ' χρηματα προσιοντα μη εξειναι αλλοσε δαπανησαι η εισ τον πολεμον τασ δ αρχασ αμισθουσ αρχειν απασασ εωσ αν ο πολεμοσ ηι πλην τ' εννεα αρχοντ' κ' τ' πρυτανε^{ω} οι αν ωσιν τουτουσ δ' φερειν τρεισ οβολουσ εκαστον τ' ημερασ τ' δ αλλην πολιτειαν επιτρεψαι πασιν αθηναι^{ω} τοισ δυνατωτα τοισ κ' τοισ σωμασιν κ' τοισ χρημασιν λητουργειν μη ελαττ^{o} η πεντακισχιλιοισ εωσ$^{.ων.}$ αν ο πολεμοσ ηι κυριουσ δ ειναι τουτουσ κ' $^{.συν.}$σ'θηκασ τιθεσ^{θ} προσ ουσ αν εθελωσιν ελεσ^{θ} δ' κ' τ' φυλησ εκαστ' δεκα ανδρασ υπερ τετταρακοντα ετη γεγονοτασ οιτινεσ καταλεξουσι τουσ πεντακισχιλιουσ ομοσαντεσ καθ ιερων τελειων οι μ' ό αιρεθεντεσ ταυτα

---

3 ἁ] notetur spiritus asper.

7 το] post litteram ο lineolam cerni, unde appareat librarium τον exaraturum fuisse sed consilium mutasse, sine causa dicit Kenyon; το αριστ^{o} claris litteris legitur in ms.

10 π' γραφασ] deletum est π', quod in alienum locum (νομων π' pro π' νομων) irrepserat.

---

3 συμβουλεύσουσι] vHerwerden vLeeuwen.

6 ἔγραψεν] suspicione non caret hoc verbum, certe in lapide unde haec descripta sunt non fuit.

7 βουλεύσονται] vHerwerden. || οὐ] οὐ πάντως Fraenkel.

10 προσκλήσεις] Wyse Blass vHerwerden.

11 Ἀθηναίων] Ἀθηναῖοι Kenyon per errorem, quem correxerunt John Mayor Gennadios.

12 ζημιοῖ] τινα addit Richards. || εἰς τὸ] vHerwerden, τ̣εισ manuscr., εἰς Kenyon. Cf. XXVII$^{8, 27}$ etc.; redit error XXV^{4}.

XII τὸν δῆμον ἑλέσθαι μετὰ τῶν προϋπαρχόντων δέκα προ- 2
βούλων ἄλλους εἴκοσιν ἐκ τῶν ὑπὲρ τετταράκοντα ἔτη
γεγονότων, οἵτινες ὀμόσαντες ἦ μὴν συγγράψειν ἃ ἂν 3
ἡγῶνται βέλτιστα εἶναι τῇ πόλει συμβουλεύσουσι περὶ 4
τῆς σωτηρίας· ἐξεῖναι δὲ καὶ τῶν ἄλλων τῷ βουλομένῳ
γράφειν, ἵν' ἐξ ἁπάντων αἱρῶνται τὸ ἄριστον. Κλειτοφῶν 5
δὲ τὰ μὲν ἄλλα καθάπερ Πυθόδωρος εἶπεν, προσαναζη-
τῆσαι δὲ τοὺς αἱρεθέντας ἔγραψε καὶ τοὺς πατρίους 6
νόμους, οὓς Κλεισθένης ἔθηκεν ὅτε καθίστη τὴν δημο-
κρατίαν, ὅπως ἀκούσαντες καὶ τούτων βουλεύσονται τὸ 7
ἄριστον, ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους 8
πολιτείαν τῇ Σόλωνος.

οἱ δ' αἱρεθέντες πρῶτον μὲν ἔγραψαν ἐπάναγκες εἶναι τοὺς 9
πρυτάνεις ἅπαντα τὰ λεγόμενα περὶ τῆς σωτηρίας ἐπι-
ψηφίζειν, ἔπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαγγελίας 10
καὶ τὰς προσκλήσεις ἀνεῖλον, ὅπως ἂν οἱ ἐθέλοντες Ἀθηναίων 11
συμβουλεύωσι περὶ τῶν προκειμένων. ἐὰν δέ τις τούτων
χάριν ἢ ζημιοῖ ἢ προσκαλῆται ἢ εἰσάγῃ εἰς τὸ δικαστήριον, 12
ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς στρατη- 13
γούς, τοὺς δὲ στρατηγοὺς παραδοῦναι τοῖς ἕνδεκα θα-
νάτῳ ζημιῶσαι. μετὰ δὲ ταῦτα τὴν πολιτείαν διέταξαν τόνδε τὸν 14
τρόπον· τὰ μὲν προσιόντα μὴ ἐξεῖναι ἄλλοσε δαπανῆσαι ἢ 15
εἰς τὸν πόλεμον, τὰς δ' ἀρχὰς ἀμίσθους ἄρχειν ἁπάσας
ἕως ἂν ὁ πόλεμος ᾖ, πλὴν τῶν ἐννέα ἀρχόντων καὶ τῶν 16
πρυτανέων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖς ὀβολοὺς
ἕκαστον τῆς ἡμέρας. τὴν δ' ἄλλην πολιτείαν ἐπιτρέψαι 17
πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασι 18
καὶ τοῖς χρήμασι λῃτουργεῖν μὴ ἔλαττον ἢ πεντακισχι-
λίοις, ἕως ἂν ὁ πόλεμος ᾖ· κυρίους δ' εἶναι τούτους καὶ 19
συνθήκας συντίθεσθαι πρὸς οὓς ἂν ἐθέλωσιν· ἑλέσθαι
δ' ἐκ τῆς φυλῆς ἑκάστης δέκα ἄνδρας ὑπὲρ τεττα- 20
ράκοντα ἔτη γεγονότας, οἵτινες καταλέξουσι τοὺς πεν- 21
τακισχιλίους ὀμόσαντες καθ' ἱερῶν τελείων.

---

14 *τὸν*] supplevimus; vid. ad II^{44}. || Richards delevit *χρήματα* ante *προσιόντα*, coll. XVIII^{30}; vid. etiam XXX^{14}. Kenyon *χρήματα τὰ προσιόντα* dedit.

15 *ἁπάσας*] *ἅπαντας* Rutherford vix recte.

17 *πᾶσαν*] Blass Newman Jos. Mayor.

18 *πεντακισχιλίοις*] l. a. *-ίων* ferri nequit nisi deleatur quod praecedit *ἢ*.

20 *δ' ἐκ*] vHerwerden. Confusa sunt a librario *κ* et *κ'*.

XII σ'εγραψαν κυρωθεντ' δ' τουτ' ειλοντο σφων αυτ' οι πεντακισχιλιοι τουσ αναγρα
ψοντασ τ̓ πολιτειαν εκατον ανδρασ οι δ αιρεθεντεσ ανεγραψαν κ' εξηνεγκαν
ταδε βουλευειν μ' κατ ενιαυτον τουσ υπερ τριακοντα ετη γεγονοτασ ανευ μισθο
φορασ τουτ' δ ειναι τουσ στρατηγ^{ο} κ' τουσ εννεα αρχοντασ κ' τον ιερομνημονα κ' τουσ
ταξιαρχουσ κ' ιππαρχ^{ο} κ' φυλαρχ^{ο} κ' αρχοντασ εισ τα φρουρια κ' ταμιασ τ' ιερ^{ω} χρηματ'
τηι θ... κ' τοισ αλλοισ θεοισ δ'κα κ' ελληνοταμιασ κ' τ' αλλων οσιων χρημα
τ' απαντ' εικοσιν οι διαχειριουσιν κ' ιεροποιουσ κ' επιμελητασ δεκα εκατερουσ αι
ρεισ^{θ} δ' παντασ τουτουσ εκ προκριτ' εκ τ' αει βουλευοντ' πλειουσ προκρινοντασ
τασ δ αλλασ αρχασ απασασ κληρωτασ ⟍ κ' μη εκ τ̓ βουλησ τουσ δ' ελληνοταμιασ οι
εαν διαχειριζωσι τα χρηματα μη συμβουλευειν βουλασ δ' ποιησαι τετταρασ εκ τ̓
ηλικιασ τ̓ ειρημ'ησ εισ τον λοιπον χ^{ρ} κ' τουτ' το λαχον μεροσ δουλευειν νειμαι δ'
κ' τουσ αλλουσ προσ τ̓ ληξιν εκαστ̓ τουσ δ εκατον ανδρασ διανειμαι σφασ τε
αυτουσ και
τουσ αλλουσ ταετταρα μερη ωσ ισαιτατα κ' διακληρωσαι κ' εισ ενιαυτον βουλευειν
δε ηι αν δοκηι αυτοισ αριστα εξειν π' τε τ' χρηματ' οπωσ αν σωα ηι κ' εισ το δ'ον ανα
λισκετ^{η} κ' π' τ' αλλων ωσ αν δυνωντ^{η} αριστα εαν τι θελωσιν βουλευσασθαι μετα πλει
.κ.
ονων επεισκαλειν εκαστον επεισεκλητον ον αν εθεληι τ' εκ τ̓ αυτ̓ ηλικιασ τασ
δ εδρασ ποιειν τ̓ βουλησ κ̓ πενθημιμερον εαν μη δεωντ^{η} πλειονων κληρουν
δ' τ̓ βουλην τουσ εννεα αρχοντασ τασ δ' χειροτονιασ κρινειν πεντε τουσ λαχοντασ
εκ τ̓ βουλησ κ' εκ τουτ' ενα κληρουσ^{θ} καθ εκαστ̓ ημεραν τον επιψηφιουντα κληρουν
δ' τουσ λαχοντασ πεντε τουσ εθελοντασ προσελθειν εναντιον τ̓ βουλησ βουλασ

---

34 *ταεττταρα*] deleta est littera secunda.
41 sq. *βουλασ δ' ποιησαι τετταρασ*] haec verba (ex vs. 31 per errorem repetita) deleta sunt.

---

25 *τούτων*] e senatoribus? an e tricenariis? hoc si sumimus cum Nicklino, non erunt suspecta quae de hellenotamiis mox dicuntur.
27 *θεῷ*] Kenyon. || *ἑλληνοταμίας*] *ταμίας* Richards propter ea quae sequuntur vs. 30 sq.; vid. tamen ad vs. 25.
31 *ἂν*] ms. *εαν*. Redit error XIII[13] XXVIII[18] XXX[43].

XII **30.** οἱ μὲν οὖν αἱρεθέντες ταῦτα συνέγραψαν. κυρωθέντων δὲ τούτων 22
εἵλοντο σφῶν αὐτῶν οἱ πεντακισχίλιοι τοὺς ἀναγράψοντας τὴν πολιτείαν 23
ἑκατὸν ἄνδρας. οἱ δ' αἱρεθέντες ἀνέγραψαν καὶ ἐξήνεγκαν τάδε· βου- 24
λεύειν μὲν κατ' ἐνιαυτὸν τοὺς ὑπὲρ τριάκοντα ἔτη γεγο-
νότας ἄνευ μισθοφορᾶς· τούτων δ' εἶναι τοὺς στρατηγοὺς 25
καὶ τοὺς ἐννέα ἄρχοντας καὶ τὸν ἱερομνήμονα καὶ τοὺς
ταξιάρχους καὶ ἱππάρχους καὶ φυλάρχους καὶ ἄρχοντας 26
εἰς τὰ φρούρια καὶ ταμίας τῶν ἱερῶν χρημάτων τῇ θεῷ 27
καὶ τοῖς ἄλλοις θεοῖς δέκα καὶ ἑλληνοταμίας καὶ τῶν
ἄλλων ὁσίων χρημάτων ἁπάντων εἴκοσιν οἳ διαχειριοῦσι 28
καὶ ἱεροποιοὺς καὶ ἐπιμελητὰς δέκα ἑκατέρους. αἱρεῖσθαι 29
δὲ πάντας τούτους ἐκ προκρίτων, ἐκ τῶν ἀεὶ βουλευόν-
των πλείους προκρίνοντας, τὰς δ' ἄλλας ἀρχὰς ἁπάσας 30
Arist. 362 R. κληρωτὰς εἶναι καὶ μὴ ἐκ τῆς βουλῆς· τοὺς δ' ἑλληνοτα-
μίας οἳ ἂν διαχειρίζωσι τὰ χρήματα μὴ συμβουλεύειν. 31
βουλὰς δὲ ποιῆσαι τέτταρας ἐκ τῆς ἡλικίας τῆς εἰρη- 32
μένης εἰς τὸν λοιπὸν χρόνον, καὶ τούτων τὸ λαχὸν μέρος
βουλεύειν, νεῖμαι δὲ καὶ τοὺς ἄλλους πρὸς τὴν λῆξιν 33
ἑκάστην. τοὺς δ' ἑκατὸν ἄνδρας διανεῖμαι σφᾶς τε
αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ 34
διακληρῶσαι, καὶ εἰς ἐνιαυτὸν βουλεύεσθαι ᾗ ἂν δοκῇ 35
αὐτοῖς ἄριστα ἕξειν περί τε τῶν χρημάτων, ὅπως ἂν σῶα
ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἄλλων ὡς 36
ἂν δύνωνται ἄριστα· ἐὰν δέ τι ἐθέλωσι βουλεύσασθαι
μετὰ πλειόνων, ἐπεισκαλεῖν ἕκαστον ἐπείσκλητον ὃν ἂν 37
ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας· τὰς δ' ἕδρας ποιεῖν τῆς 38
βουλῆς κατὰ πενθήμερον, ἐὰν μὴ δέωνται πλειόνων.
κληροῦν δὲ τὴν βουλὴν τοὺς ἐννέα ἄρχοντας, τὰς δὲ 39
χειροτονίας κρίνειν πέντε τοὺς λαχόντας ἐκ τῆς βουλῆς, 40
καὶ ἐκ τούτων ἕνα κληροῦσθαι καθ' ἑκάστην ἡμέραν τὸν
ἐπιψηφιοῦντα. κληροῦν δὲ τοὺς λαχόντας πέντε τοὺς 41

---

32 βουλεύειν] Kenyon.
33 καὶ τοὺς] ἀεὶ Poste coniecit.
34 βουλεύεσθαι] Richards coll. vs. 36. — Post hoc verbum vLeeuwen delevit δέ, Kenyon vero καὶ εἰς ἐνιαυτὸν βουλεύειν. βουλεύειν δὲ etc. dedit.
36 ἐὰν δέ] Jos. Mayor, κἄν Kenyon.
37 ἐπείσκλητον] Kenyon; ἐπεισέκκλητον voluit librarius post correctionem.
38 πενθήμερον] Kenyon, *quinto quoque die* (cum antehac quotidie convenire soleret senatus, cf. XXII[26]).
40 κληροῦν] i. e. *tres* e pluribus sorte designare, cf. XXII[42] XXIII[3,4].

XII δ´ ποιησαι τετταρασ πρωτον μ´ ιερων δευτερον δ´ κηρυξιν τριτον πρεσβειαι τ
τον τ´ αλλ^{ω} τα δ´ του πολεμου οταν δεηι ακληρωτι προσαγαγοντασ τουσ στρατη
χρηματιζεσ^{θ} τον δ´ μη ϊοντα εισ το βουλευτηριον τ´ βουλευοντ´ τ̓ ωραν τ̓ π
θεισαν οφειλειν δραχμην τ̓ ημερασ εκαστησ εαν μη ευρισκομ´οσ αφεσιν τ̓
λησ απηι

COL. XIII.

XIII ταυτην μεν ουν ^{ε}ισ το^{ν} μελλοντα
χρονον ανεγραψαν ανεγραψαν την
πολειτιαν εν δε τωι παροντι καιρωι την
α
δε βουλευειν μεν τετροκοσιουσ κατα τα πα
ττ
τρια τεπαρακοντα εξ εκαστησ φυλησ
ω
εκ προκριτων ..σ αν ελονται οι φυλεται
των υπερ τριακον.. ετη γεγονοτων τουτουσ
του
δε ... τε αρχασ καταστησαι και περι ορκου
οντινα χρη ομοσαι γραψαι περι των νομων
και των ευθυ. ων και των αλλων πραττειν
η αν ἡγῶνται ...φερειν τοισ δε νομοισ
οι εαν τεθωσιν περι των πολειτικων
χρησθαι και μη εξειναι μετακεινειν μη
δ ετερουσ θεσθαι των δε στρατηγων
.ω.
———τον νυν ειναι την αιρεσιν εξ απαντων

46] hic desinit manus prima; librarius cum in exitu paginae absolvisset hanc pericopen, finem scribendi fecit.

1] ab hac pagina incipit manus secunda, quae usque ad paginae XX versum 28 (?) l deduxit.

2] deletum est posterius verbum ανεγραψαν.

11 ἡγῶνται] notentur spiritus et accentus; qui postea additi esse videntur.

13 εξειναι] litterae εξ evanidae.

15] praemissa huic versui est lineola. || τον] non plane certa est littera .ω.

XII ἐθέλοντας προσελθεῖν ἐναντίον τῆς βουλῆς, πρῶτον μὲν 42
ἱερῶν, δεύτερον δὲ κήρυξιν, τρίτον πρεσβείαις, τέταρτον
τῶν ἄλλων· τὰ δὲ τοῦ πολέμου ὅταν δέῃ ἀκληρωτὶ προσα- 43
γαγόντας τοὺς στρατηγοὺς χρηματίζεσθαι. τὸν δὲ μὴ 44
ἰόντα εἰς τὸ βουλευτήριον τῶν βουλευόντων τὴν ὥραν
τὴν προρρηθεῖσαν ὀφείλειν δραχμὴν τῆς ἡμέρας ἑκάστης, 45
ἐὰν μὴ εὑρόμενος ἄφεσιν τῆς βουλῆς ἀπῇ.

XIII **31.** ταύτην μὲν οὖν εἰς τὸν μέλλοντα χρόνον ἀνέγραψαν τὴν πολι- 1
τείαν, ἐν δὲ τῷ παρόντι καιρῷ τήνδε· βουλεύειν μὲν τετρακο- 4
σίους κατὰ τὰ πάτρια, τετταράκοντα ἐξ ἑκάστης φυλῆς, 5
ἐκ προκρίτων οὓς ἂν ἕλωνται οἱ φυλέται τῶν ὑπὲρ τριά- 6
κοντα ἔτη γεγονότων. τούτους δὲ τάς τε ἀρχὰς κατα- 8
στῆσαι καὶ περὶ τοῦ ὅρκου ὅντινα χρὴ ὀμόσαι γράψαι, 9
καὶ περὶ τῶν νόμων καὶ τῶν εὐθυνῶν καὶ τῶν ἄλλων 10
πράττειν ᾗ ἂν ἡγῶνται συμφέρειν. τοῖς δὲ νόμοις οἳ ἂν 11
τεθῶσι περὶ τῶν πολιτικῶν χρῆσθαι, καὶ μὴ ἐξεῖναι 13
μετακινεῖν μηδ' ἑτέρους θέσθαι. τῶν δὲ στρατηγῶν τὸ 14
νῦν εἶναι τὴν αἵρεσιν ἐξ ἁπάντων ποιεῖσθαι τῶν πεντα- 16

---

42 ἱερῶν — τῶν ἄλλων] mira est praepositionis περί omissio, sed cf. XXIII[3]. || πρεσβείαις] Wyse correxit coll. XXIII[4], item Poland.
45 εὑρόμενος] Tyrrell Richards.
6 οὓς] Kenyon.
7 τριάκοντα] Kenyon.
8 τάς] Kenyon.
9] καὶ post γράψαι supplevit Kenyon.
10 εὐθυνῶν] Kenyon.
11 συμφέρειν] Kenyon.
12 ἂν] cf. ad XII[31].
14 θέσθαι] vHerwerden mavult τίθεσθαι.
15 τὸ] Kenyon.

XIII

ποιεισθαι των πεντακισχιλιων την δε
ε
βουλην επιδαν καταστησηι ποιησασα
ν [ε]ξετασιν οπλοισ ελεσθαι δεκα ανδρασ
και γραμματε. τουτοισ τουσ δε αιρεθεν
τασ αρχειν τον ... οντα ενιαυτον αυτοκρα
ω
τορασ και αν τι δεονται συνβουλευσθαι
μετα τησ βουλησ ελεσθαι δε και ιππαρ
ο
χον ενα και φυλαρχουσ δεκα τα δε το
λοιπον την αιρεσιν ποιεισθαι τουτων
την βουλην κατα τα γεγραμμενα των
δ αλλων αρχων πριν τησ βουλησ και
των στρατηγων μη εξειναι μητε του
δ ε
τοισ μητε αλλω μητενι πλιον η απαξ
ε
αρξαι την αυτην αρχην ισ δε τον αλλον
να
χρονον ινα νεμηθωσιν οι τετρακο
ε
σιοι ισ τασ τετταρασ ληξεισ οταν τοισ
γι
α.τοισ ηγνηται μετα των αλλων βου
ε
λευειν διανιμαντων αυτουσ οι εκατον
..δδ.εισ √ οι μεν ουν εκατον οι υ
πο των πεντακισχιλιων αιρεθεντεσ
ταυτην ανεγραψαν την πολιτιαν επι
κυρωθεντων δε τουτων υπο του πλη

---

17 *καταστησηι*] iota postea insertum.
26 *δ αλλων*] fortasse supra litteram *δ* addita est *ε* (*δε*).
30] sitne *να* superscriptum an verbi *νεμηθωσιν* iteratae sint primae litterae *νε* dubitari p
32 *α.τοισ*] littera *α* non omnino certa.
34 *..δδ.εισ*] *ανδδρεισ* videtur extare in manuscripto. Quod sequitur signum indicio e
finem habere psephismatis verba allata.

III κισχιλίων, τὴν δὲ βουλὴν ἐπειδὰν καταστῇ ποιήσασαν 17
ἐξέτασιν ἐν ὅπλοις ἑλέσθαι δέκα ἄνδρας καὶ γραμματέα 18
τούτοις, τοὺς δ' αἱρεθέντας ἄρχειν τὸν ἐξιόντα ἐνιαυ- 20
τὸν αὐτοκράτορας, καὶ ἐάν τι δέωνται συμβουλεύεσθαι 21
μετὰ τῆς βουλῆς. ἑλέσθαι δὲ καὶ ἵππαρχον ἕνα καὶ 22
φυλάρχους δέκα· τὸ δὲ λοιπὸν τὴν αἵρεσιν ποιεῖσθαι 24
τούτων τὴν βουλὴν κατὰ τὰ γεγραμμένα. τῶν δ' ἄλλων 25
ἀρχῶν πλὴν τῆς βουλῆς καὶ τῶν στρατηγῶν μὴ ἐξεῖναι 27
μήτε τούτοις μήτε ἄλλῳ μηδενὶ πλέον ἢ ἅπαξ ἄρξαι 28
τὴν αὐτὴν ἀρχήν. εἰς δὲ τὸν ἄλλον χρόνον ἵνα νεμη- 29
θῶσιν οἱ τετρακόσιοι εἰς τὰς τέτταρας λήξεις, ὅταν 31
τοῖς αὐτοῖς γίγνηται μετὰ τῶν ἄλλων βουλεύειν, δια- 32
νειμάντων αὐτοὺς οἱ ἑκατὸν ἄνδρες. 34

32. οἱ μὲν οὖν ἑκατὸν οἱ ὑπὸ τῶν πεντακισχιλίων αἱρεθέντες ταύτην 35
ἀνέγραψαν τὴν πολιτείαν. ἐπικυρωθέντων δὲ τούτων ὑπὸ τοῦ πλήθους, 37

---

17 sq. *καταστῇ* et *ἐν ὅπλοις*] Blass Wyse vHerwerden vLeeuwen Kontos.

20 *ἐξιόντα*] vHerwerden, *παρόντα* vLeeuwen; cf. XIV[10]. Kenyon *εἰσιόντα*, Jos. Mayor *ἐπιόντα*, vix recte.

21 *ἐάν*] vHerwerden.

23 *τὸ δὲ*] Kenyon. An *κατὰ δὲ τὸ*?

26 *πλὴν*] Kenyon; redit error XVII[14] et XVIII[28].

30 sqq.] verba nondum emendata; Poste pro *ἵνα* — *ὅταν* — *ἄλλων* coniecit *ὅταν* — *ἵνα μὴ* — *αὐτῶν*, et ante *διανειμάντων* inseruit *ἄλλως*, ingeniose sed nimis audacter. Particulas *ἵνα* et *ὅταν* locum inter se mutasse, etiam Hude statuit, qui praeterea *ἐγγίγνηται* pro *γίγνηται* coniecit. Sitne *νεμηθῶσιν* in manuscripto an *ἀνανεμηθῶσιν* dubitat vLeeuwen.

32 *αὐτοῖς*] Tyrrell, *ἀστοῖς* Kenyon.

34 *αὐτούς*] an *αὑτούς*? ‖ *ἄνδρες*] Kenyon. Dubitanter vLeeuwen *ἀνὰ τρεῖς* pro manuscripti litteris corruptis *ανδδρεις* (?) proposuit. Cf. Thucyd. VIII 67.

η μεν
XIII θουσ επιψηφισαντοσ αριστομαχου ...ν
βουλη επι καλλιου πριν διαβουλευσαι κατε
τραιδ τετραδι
λυθη μηνοσ θαργηλιωνοσ δ̄ επι δεκα
οι δε τετρακοσιοι εισηιεσαν ενατηι φθη
τ ι
νονθοσ θαργηλιωνοσ ετι δε την ιληχυιαν
ει
τωι κυαμωι βουλην ισιεναι δ̄ επι δεκα σκιρο
φοριωνοσ η μεν ουν ολιγαρχια τουτον κατεσ
λ
τη τον τροπον επι καλιου μεν αρχοντοσ
ετεσιν δ̄ υστερον τησ των τυραννων
εκβολησ μαλιστα εκατον αιτιων μα
ι
λιστα γενομενων πετισανδρου και
αντιφωντοσ και θηραμενουσ ανδρων και
γεγενημενων ευ και συνεσει και γνω
ι ν
μη δοκουσιτων διαφερειν γενομενησ

COL. XIV.

XIV δε ταυτησ τησ πολειτιασ οι μεν πεντακι
ερη ....
σχιλιοι λογω μονον ηιρεθησαν ηρεθησαν ο δε
τετρακοσιοι μετα των δεκα των αυτοκρατορων
ε
εισελθοντεσ ισ το βουλευτηριον ηρχον της
ω
πολεοσ και προσ λακεδαιμονιουσ πρεσβευσαμε
νοι κατελυοντο τον πολεμον εφ οισ εκατεροι τυγ

---

40 *δ επι δεκα*] superscripsit corrector *τραιδ* (?), deinde id delevit et *τετραδι* a Librarius confudit *δ̄* et *δ*; cf. vs. 43 et II[4].

41 *εισηιεσαν*] sic, non *εισηισσαν* (Kenyon) ms. ‖ *ενατηι*] iota postea insertum.

43 *τωι κυαμωι*] utrumque iota finale postmodo additum.

51 *δοκουσιτων*] librarius delevit litteras *σι*, quas per errorem pro *ν* posuerat.

2] librarius bis deinceps scripsit *ηρεθησαν*, deinde expunxit posterius, priori autem scripsit *ερη*. Corrector inseruit iota inter *η* et *ρ*.

XIII ἐπιψηφίσαντος Ἀριστομάχου, ἡ μὲν βουλὴ ἡ ἐπὶ Καλλίου πρὶν διαβου- 39
l. 412. λεῦσαι κατελύθη μηνὸς Θαργηλιῶνος τετράδι ἐπὶ δέκα, οἱ δὲ τετρακόσιοι 40
in. 411. εἰσῇσαν ἐνάτῃ φθίνοντος Θαργηλιῶνος· ἔδει δὲ τὴν εἰληχυῖαν τῷ 42
κυάμῳ βουλὴν εἰσιέναι τετράδι ἐπὶ δέκα Σκιροφοριῶνος. 44
ἡ μὲν οὖν ὀλιγαρχία τοῦτον κατέστη τὸν τρόπον ἐπὶ Καλλίου 45
μὲν ἄρχοντος, ἔτεσι δ' ὕστερον τῆς τῶν τυράννων ἐκβολῆς ἑκατόν, 46
αἰτίων μάλιστα γενομένων Πεισάνδρου καὶ Ἀντιφῶντος καὶ Θηραμένους, 48
ἀνδρῶν καὶ γεγενημένων εὖ καὶ συνέσει καὶ γνώμῃ δοκούντων διαφέ- 50
XIV ρειν. γενομένης δὲ ταύτης τῆς πολιτείας οἱ μὲν πεντακισχίλιοι λόγῳ 1
μόνον ᾑρέθησαν, οἱ δὲ τετρακόσιοι μετὰ τῶν δέκα τῶν αὐτοκρατόρων 3
εἰσελθόντες εἰς τὸ βουλευτήριον ἦρχον τῆς πόλεως, καὶ πρὸς Λακεδαι- 4
μονίους πρεσβευσάμενοι κατελύοντο τὸν πόλεμον ἐφ' οἷς ἑκάτεροι 6

39 ἡ] post βουλὴ addiderunt Blass Rutherford.

42 ἔδει] Kenyon.

43 τῷ] Kenyon.

47] ante ἑκατόν vHerwerden delevit adverbium μάλιστα, quod ex proxime sequentibus verbis huc irrepserat.

48 Πεισάνδρου] Kenyon.

2 οἱ δὲ] Kenyon.

4 ἦρχον] ἦρχόν τε Hude.

XIV

// χανουσιν εχοντεσ ουκ υπακου . ντων δ ε
κεινων ει μη και την αρχην τησ . αλαττησ
αφησουσιν ουτωσ απεστησαν μηνασ μεν ουν
ισωσ τετταρασ διεμεινεν η των τετρακοσι
λο
ων πολιτια και ηρξεν εξ αυτων μνασιμα
χοσ διμηνον επι θεοπομπου αρχοντος ηρξε
τουσ επιλοιπουσ δεκα μηνασ ηττηθεντεσ
δε τηι περι ερετριαν ναυμαχιαι και τησ
λ
ευβοιασ αποστασησ ολησ πρην ωριου
γ
χαλεπωσ ενενκοντες επι τηι συμφοραι
μαλιστα των προγεγενημενων πλειω γαρ
εκ τησ ευβοιασ η τησ αττικησ ετυνχανο$^{\nu}$
ωφελουμενοι κατελυσαν τουσ τετρακοσιουσ
και τα πραγματα παρεδεδωκαν τοισ πεν
τακισχιλιοισ τοισ εκ των οπλων ψηφισα
μενοι μηδεμιαν αρχην ειναι μισθοφορων
αιτιωτατοι δ εγενοντο τησ καταλυσεωσ
αριστοκρατησ και θηραμενησ ου συναρεσ
ων ι
κομενοι τοισ υπο των τετρακοσιοισ γενο
μενοισ απαντα γαρ δι αυτων επραττον

---

7 //*χανουσιν*] deleta est littera *ν* aut quidquid scriptum fuit (*λε* vel *τε* secundum nem); *τυ* | *νχανουσιν* prius, deinde *τυγ* | *χανουσιν* scriptum esse videtur. || *υπακ* *υφακουσαντων* scriptum fuisse putat Kenyon; de littera *φ* dubitamus, sed post *κου* un: littera periit.

10 *ισωσ*] supra *ω* videtur aliquid scriptum esse: *α*?

14 *τηι* et *ναυμαχιαι*] utrumque iota finale postea insertum.

16 *τηι συμφοραι*] iota finale postea insertum.

20 *παρεδεδωκαν*] litterae *δε* deletae.

22 *μισθοφορων*] obscurae sunt litterae *ισθ*.

24 *ου*] vix apparet.

τυγχάνουσιν ἔχοντες. οὐχ ὑπακουόντων δ' ἐκείνων εἰ μὴ καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀφήσουσιν, οὕτως ἀπέστησαν.

33. μῆνας μὲν οὖν ἴσως τέτταρας διέμεινεν ἡ τῶν τετρακοσίων πολιτεία, καὶ ἦρξεν ἐξ αὐτῶν Μνασίλοχος δίμηνον ἐπὶ Θεοπόμπου ἄρχοντος, ὁ δ' ἦρξε τοὺς ἐπιλοίπους δέκα μῆνας. ἡττηθέντες δὲ τῇ περὶ Ἐρετρίαν ναυμαχίᾳ καὶ τῆς Εὐβοίας ἀποστάσης ὅλης πλὴν Ὠρεοῦ, χαλεπῶς ἐνεγκόντες ἐπὶ τῇ συμφορᾷ μάλιστα τῶν προγεγενημένων (πλείω γὰρ ἐκ τῆς Εὐβοίας ἢ τῆς Ἀττικῆς ἐτύγχανον ὠφελούμενοι) κατέλυσαν τοὺς τετρακοσίους καὶ τὰ πράγματα παρέδωκαν τοῖς πεντακισχιλίοις τοῖς ἐκ τῶν ὅπλων, ψηφισάμενοι μηδεμίαν ἀρχὴν εἶναι μισθοφόρον. αἰτιώτατοι δ' ἐγένοντο τῆς καταλύσεως Ἀριστοκράτης καὶ Θηραμένης, οὐ συναρεσκόμενοι τοῖς ὑπὸ τῶν τετρακοσίων γιγνομένοις· ἅπαντα γὰρ

---

7 ὑπακουόντων] vLeeuwen, ὑπακουσάντων Kenyon.

8 θαλάττης] Kenyon.

12 ὁ δ'] addidit vLeeuwen, ὃς Kenyon.

13 ἡττηθέντες] nempe οἱ Ἀθηναῖοι, quae verba excidisse suspicantur vHerwerden Richards.

22 μισθοφόρον] correxerunt Naber vHerwerden Fraenkel alii.

25 γιγνομένοις] γενομένοις Kenyon; correxerunt Blass Gennadios.

XII σ'εγραψαν κυρωθεντ' δ' τουτ' ειλοντο σφων αυτ' οι πεντακισχιλιοι τουσ αναγρα ψοντασ τ̀ πολιτειαν εκατον ανδρασ οι δ αιρεθεντεσ ανεγραψαν κ' εξηνεγκαν ταδε βουλευειν μ' κατ ενιαυτον τουσ υπερ τριακοντα ετη γεγονοτασ ανευ μισθο φορασ τουτ' δ ειναι τουσ στρατηγ^{ο} κ' τουσ εννεα αρχοντασ κ' τον ιερομνημονα κ' τουσ ταξιαρχουσ κ' ιππαρχ^{ο} κ' φυλαρχ^{ο} κ' αρχοντασ εισ τα φρουρια κ' ταμιασ τ' ιερ^{ω} χρηματ' τηι θ... κ' τοισ αλλοισ θεοισ δ'κα κ' ελληνοταμιασ κ' τ' αλλων οσιων χρημα τ' απαντ' εικοσιν οι διαχειριουσιν κ' ιεροποιουσ κ' επιμελητασ δεκα εκατερουσ αι ρεισ^{θ} δ' παντασ τουτουσ εκ προκριτ' εκ τ' αει βουλευοντ' πλειουσ προκρινοντασ τασ δ αλλασ αρχασ απασασ κληρωτασ ⟍ κ' μη εκ τ̓ βουλησ τουσ δ' ελληνοταμιασ οι εαν διαχειριζωσι τα χρηματα μη συμβουλευειν βουλασ δ' ποιησαι τετταρασ εκ τ̓ ηλικιασ τ̓ ειρημ'ησ εισ τον λοιπον χ^{ρ} κ' τουτ' το λαχον μεροσ δουλευειν νειμαι δ' κ' τουσ αλλουσ προσ τ̀ ληξιν εκαστ̀ τουσ δ εκατον ανδρασ διανειμαι σφασ τε

αυτουσ και

τουσ αλλουσ ταετταρα μερη ωσ ισαιτατα κ' διακληρωσαι κ' εισ ενιαυτον βουλευειν δε ηι αν δοκηι αυτοισ αριστα εξειν π' τε τ' χρηματ' οπωσ αν σωα ηι κ' εισ το δ'ον ανα λισκετ^{η} κ' π' τ' αλλων ωσ αν δυνωντ^{η} αριστα εαν τι θελωσιν βουλευσασθαι μετα πλει .κ. ονων επεισκαλειν εκαστον επεισεκλητον ον αν εθεληι τ' εκ τ̓ αυτ̓ ηλικιασ τασ δ εδρασ ποιειν τ̓ βουλησ κ̀ πενθημιμερον εαν μη δεωντ^{η} πλειονων κληρουν δ' τ̀ βουλην τουσ εννεα αρχοντασ τασ δ' χειροτονιασ κρινειν πεντε τουσ λαχοντασ εκ τ̓ βουλησ κ' εκ τουτ' ενα κληρουσ^{θ} καθ εκαστ̀ ημεραν τον επιψηφιουντα κληρουν δ' τουσ λαχοντασ πεντε τουσ εθελοντασ προσελθειν εναντιον τ̓ βουλησ βουλασ

34 ταετταρα] deleta est littera secunda.
41 sq. βουλασ δ' ποιησαι τετταρασ] haec verba (ex vs. 31 per errorem repetita) deleta sunt.

---

25 τούτων] e senatoribus? an e tricenariis? hoc si sumimus cum Nicklino, non erunt suspecta quae de hellenotamiis mox dicuntur.
27 θεῷ] Kenyon. || ἑλληνοταμίας] ταμίας Richards propter ea quae sequuntur vs. 30 sq.; vid. tamen ad vs. 25.
31 ἂν] ms. εαν. Redit error XIII[13] XXVIII[18] XXX[43].

XII **30.** οἱ μὲν οὖν αἱρεθέντες ταῦτα συνέγραψαν. κυρωθέντων δὲ τούτων 22
εἵλοντο σφῶν αὐτῶν οἱ πεντακισχίλιοι τοὺς ἀναγράψοντας τὴν πολιτείαν 23
ἑκατὸν ἄνδρας. οἱ δ' αἱρεθέντες ἀνέγραψαν καὶ ἐξήνεγκαν τάδε· βου- 24
λεύειν μὲν κατ' ἐνιαυτὸν τοὺς ὑπὲρ τριάκοντα ἔτη γεγο-
νότας ἄνευ μισθοφορᾶς· τούτων δ' εἶναι τοὺς στρατηγοὺς 25
καὶ τοὺς ἐννέα ἄρχοντας καὶ τὸν ἱερομνήμονα καὶ τοὺς
ταξιάρχους καὶ ἱππάρχους καὶ φυλάρχους καὶ ἄρχοντας 26
εἰς τὰ φρούρια καὶ ταμίας τῶν ἱερῶν χρημάτων τῇ θεῷ 27
καὶ τοῖς ἄλλοις θεοῖς δέκα καὶ ἑλληνοταμίας καὶ τῶν
ἄλλων ὁσίων χρημάτων ἁπάντων εἴκοσιν οἳ διαχειριοῦσι 28
καὶ ἱεροποιοὺς καὶ ἐπιμελητὰς δέκα ἑκατέρους. αἱρεῖσθαι 29
δὲ πάντας τούτους ἐκ προκρίτων, ἐκ τῶν ἀεὶ βουλευόν-
των πλείους προκρίνοντας, τὰς δ' ἄλλας ἀρχὰς ἁπάσας 30
st. 32 R. κληρωτὰς εἶναι καὶ μὴ ἐκ τῆς βουλῆς· τοὺς δ' ἑλληνοτα-
μίας οἳ ἂν διαχειρίζωσι τὰ χρήματα μὴ συμβουλεύειν. 31
βουλὰς δὲ ποιῆσαι τέτταρας ἐκ τῆς ἡλικίας τῆς εἰρη- 32
μένης εἰς τὸν λοιπὸν χρόνον, καὶ τούτων τὸ λαχὸν μέρος
βουλεύειν, νεῖμαι δὲ καὶ τοὺς ἄλλους πρὸς τὴν λῆξιν 33
ἑκάστην. τοὺς δ' ἑκατὸν ἄνδρας διανεῖμαι σφᾶς τε
αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ 34
διακληρῶσαι, καὶ εἰς ἐνιαυτὸν βουλεύεσθαι ᾗ ἂν δοκῇ 35
αὐτοῖς ἄριστα ἕξειν περί τε τῶν χρημάτων, ὅπως ἂν σῶα
ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἄλλων ὡς 36
ἂν δύνωνται ἄριστα· ἐὰν δέ τι ἐθέλωσι βουλεύσασθαι
μετὰ πλειόνων, ἐπεισκαλεῖν ἕκαστον ἐπείσκλητον ὃν ἂν 37
ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας· τὰς δ' ἕδρας ποιεῖν τῆς 38
βουλῆς κατὰ πενθήμερον, ἐὰν μὴ δέωνται πλειόνων.
κληροῦν δὲ τὴν βουλὴν τοὺς ἐννέα ἄρχοντας, τὰς δὲ 39
χειροτονίας κρίνειν πέντε τοὺς λαχόντας ἐκ τῆς βουλῆς, 40
καὶ ἐκ τούτων ἕνα κληροῦσθαι καθ' ἑκάστην ἡμέραν τὸν
ἐπιψηφιοῦντα. κληροῦν δὲ τοὺς λαχόντας πέντε τοὺς 41

---

32 *βουλεύειν*] Kenyon.

33 *καὶ τοὺς*] *ἀεὶ* Poste coniecit.

34 *βουλεύεσθαι*] Richards coll. vs. 36. — Post hoc verbum vLeeuwen delevit *δὲ*, Kenyon vero *καὶ εἰς ἐνιαυτὸν βουλεύειν. βουλεύειν δὲ* etc. dedit.

36 *ἐὰν δέ*] Jos. Mayor, *κἂν* Kenyon.

37 *ἐπείσκλητον*] Kenyon; *ἐπεισέκκλητον* voluit librarius post correctionem.

38 *πενθήμερον*] Kenyon, *quinto quoque die* (cum antehac quotidie convenire soleret senatus, cf. XXII[26]).

40 *κληροῦν*] i. e. *tres* e pluribus sorte designare, cf. XXII[42] XXIII[3,4].

XII δ' ποιησαι τετταρασ πρωτον μ' ιερων δευτερον δ' κηρυξιν τριτον πρεσβειαι τε
τον τ' αλλ^{ω} τα δ' του πολεμου οταν δεηι ακληρωτι προσαγαγοντασ τουσ στρατηγ
χρηματιζεσ^{θ} τον δ' μη ϊοντα εισ το βουλευτηριον τ' βουλευοντ' τ̀ ωραν τ̀ πρ
θεισαν οφειλειν δραχμην τ' ημερασ εκαστησ εαν μη ευρισκομ'οσ αφεσιν τ'
λησ απηι

COL. XIII.

XIII ταυτην μεν ουν ^{ε}ισ το^{ν} μελλοντα
χρονον ανεγραψαν ανεγραψαν την
πολειτιαν εν δε τω' παροντι καιρωι την
α
δε βουλευειν μεν τετροκοσιουσ κατα τα πα
ττ
τρια τεπαρακοντα εξ εκαστησ φυλησ
ω
εκ προκριτων ..σ αν ελονται οι φυλεται
των υπερ τριακον.. ετη γεγονοτων τουτουσ
του
δε ... τε αρχασ καταστησαι και περι ορκου
οντινα χρη ομοσαι γραψαι περι των νομων
και των ευθυ. ων και των αλλων πραττειν
η αν ἡγῶνται ...φερειν τοισ δε νομοισ
οι εαν τεθωσιν περι των πολειτικων
χρησθαι και μη εξειναι μετακεινειν μη
δ ετερουσ θεσθαι των δε στρατηγων
.ω.
———τον νυν ειναι την αιρεσιν εξ απαντων

46] hic desinit manus prima; librarius cum in exitu paginae absolvisset hanc (pericopen, finem scribendi fecit.

1] ab hac pagina incipit manus secunda, quae usque ad paginae XX versum 28 (?) li deduxit.

2] deletum est posterius verbum ανεγραψαν.

11 ἡγῶνται] notentur spiritus et accentus; qui postea additi esse videntur.

13 εξειναι] litterae εξ evanidae.

.ω.
15] praemissa huic versui est lineola. || τον] non plane certa est littera ω.

XII ἐθέλοντας προσελθεῖν ἐναντίον τῆς βουλῆς, πρῶτον μὲν 42
ἱερῶν, δεύτερον δὲ κήρυξιν, τρίτον πρεσβείαις, τέταρτον
τῶν ἄλλων· τὰ δὲ τοῦ πολέμου ὅταν δέῃ ἀκληρωτὶ προσα- 43
γαγόντας τοὺς στρατηγοὺς χρηματίζεσθαι. τὸν δὲ μὴ 44
ἰόντα εἰς τὸ βουλευτήριον τῶν βουλευόντων τὴν ὥραν
τὴν προρρηθεῖσαν ὀφείλειν δραχμὴν τῆς ἡμέρας ἑκάστης, 45
ἐὰν μὴ εὑρόμενος ἄφεσιν τῆς βουλῆς ἀπῇ.

XIII **31.** ταύτην μὲν οὖν εἰς τὸν μέλλοντα χρόνον ἀνέγραψαν τὴν πολι- 1
τείαν, ἐν δὲ τῷ παρόντι καιρῷ τήνδε· βουλεύειν μὲν τετρακο- 4
σίους κατὰ τὰ πάτρια, τετταράκοντα ἐξ ἑκάστης φυλῆς, 5
ἐκ προκρίτων οὓς ἂν ἕλωνται οἱ φυλέται τῶν ὑπὲρ τριά- 6
κοντα ἔτη γεγονότων. τούτους δὲ τάς τε ἀρχὰς κατα- 8
στῆσαι καὶ περὶ τοῦ ὅρκου ὅντινα χρὴ ὀμόσαι γράψαι, 9
καὶ περὶ τῶν νόμων καὶ τῶν εὐθυνῶν καὶ τῶν ἄλλων 10
πράττειν ᾗ ἂν ἡγῶνται συμφέρειν. τοῖς δὲ νόμοις οἳ ἂν 11
τεθῶσι περὶ τῶν πολιτικῶν χρῆσθαι, καὶ μὴ ἐξεῖναι 13
μετακινεῖν μηδ' ἑτέρους θέσθαι. τῶν δὲ στρατηγῶν τὸ 14
νῦν εἶναι τὴν αἵρεσιν ἐξ ἁπάντων ποιεῖσθαι τῶν πεντα- 16

42 ἱερῶν — τῶν ἄλλων] mira est praepositionis περί omissio, sed cf. XXIII[3]. ‖ πρεσβείαις] Wyse correxit coll. XXIII[4], item Poland.
45 εὑρόμενος] Tyrrell Richards.
6 οὕς] Kenyon.
7 τριάκοντα] Kenyon.
8 τάς] Kenyon.
9] καί post γράψαι supplevit Kenyon.
10 εὐθυνῶν] Kenyon.
11 συμφέρειν] Kenyon.
12 ἄν] cf. ad XII[31].
14 θέσθαι] vHerwerden mavult τίθεσθαι.
15 τό] Kenyon.

XIII

ποιεισθαι των πεντακισχιλιων την δε
ε
βουλην επιδαν καταστησηι ποιησασα
ν $^{\epsilon}$ξετασιν οπλοισ ελεσθαι δεκα ανδρασ
και γραμματε. τουτοισ τουσ δε αιρεθεν
τασ αρχειν τον ... οντα ενιαυτον αυτοκρα
ω
τορασ και αν τι δεονται συνβουλευσθαι
μετα τησ βουλησ ελεσθαι δε και ιππαρ
ο
χον ενα και φυλαρχουσ δεκα τα δε το
λοιπον την αιρεσιν ποιεισθαι τουτων
την βουλην κατα τα γεγραμμενα των
δ αλλων αρχων πριν τησ βουλησ και
των στρατηγων μη εξειναι μητε του
δ ε
τοισ μητε αλλω μητενι πλιον η απαξ
ε
αρξαι την αυτην αρχην ισ δε τον αλλον
να
χρονον ινα νεμηθωσιν οι τετρακο
ε
σιοι ισ τασ τετταρασ ληξεισ οταν τοισ
γι
α.τοισ ηγνηται μετα των αλλων βου
ε
λευειν διανιμαντων αυτουσ οι εκατον
..δδ.εισ √ οι μεν ουν εκατον οι υ
πο των πεντακισχιλιων αιρεθεντεσ
ταυτην ανεγραψαν την πολιτιαν επι
κυρωθεντων δε τουτων υπο του πλη

---

17 καταστησηι] iota postea insertum.
26 δ αλλων] fortasse supra litteram δ addita est ε (δε).
30] sitne να superscriptum an verbi νεμηθωσιν iteratae sint primae litterae νε dubitari p
32 α.τοισ] littera α non omnino certa.
34 ..δδ.εισ] ανδδρεισ videtur extare in manuscripto. Quod sequitur signum indicio e finem habere psephismatis verba allata.

XIII *κισχιλίων, τὴν δὲ βουλὴν ἐπειδὰν καταστῇ ποιήσασαν* 17
ἐξέτασιν ἐν ὅπλοις ἑλέσθαι δέκα ἄνδρας καὶ γραμματέα 18
τούτοις, τοὺς δ' αἱρεθέντας ἄρχειν τὸν ἐξιόντα ἐνιαυ- 20
τὸν αὐτοκράτορας, καὶ ἐάν τι δέωνται συμβουλεύεσθαι 21
μετὰ τῆς βουλῆς. ἑλέσθαι δὲ καὶ ἵππαρχον ἕνα καὶ 22
φυλάρχους δέκα· τὸ δὲ λοιπὸν τὴν αἵρεσιν ποιεῖσθαι 24
τούτων τὴν βουλὴν κατὰ τὰ γεγραμμένα. τῶν δ' ἄλλων 25
ἀρχῶν πλὴν τῆς βουλῆς καὶ τῶν στρατηγῶν μὴ ἐξεῖναι 27
μήτε τούτοις μήτε ἄλλῳ μηδενὶ πλέον ἢ ἅπαξ ἄρξαι 28
τὴν αὐτὴν ἀρχήν. εἰς δὲ τὸν ἄλλον χρόνον ἵνα νεμη- 29
θῶσιν οἱ τετρακόσιοι εἰς τὰς τέτταρας λήξεις, ὅταν 31
τοῖς αὐτοῖς γίγνηται μετὰ τῶν ἄλλων βουλεύειν, δια- 32
νειμάντων αὐτοὺς οἱ ἑκατὸν ἄνδρες. 34

32. *οἱ μὲν οὖν ἑκατὸν οἱ ὑπὸ τῶν πεντακισχιλίων αἱρεθέντες ταύτην* 35
ἀνέγραψαν τὴν πολιτείαν. ἐπικυρωθέντων δὲ τούτων ὑπὸ τοῦ πλήθους, 37

---

17 sq. *καταστῇ* et *ἐν ὅπλοις*] Blass Wyse vHerwerden vLeeuwen Kontos.

20 *ἐξιόντα*] vHerwerden, *παρόντα* vLeeuwen; cf. XIV[10]. Kenyon *εἰσιόντα*, Jos. Mayor *ἐπιόντα*, vix recte.

21 *ἐάν*] vHerwerden.

23 *τὸ δὲ*] Kenyon. An *κατὰ δὲ τὸ*?

26 *πλὴν*] Kenyon; redit error XVII[14] et XVIII[28].

30 sqq.] verba nondum emendata; Poste pro *ἵνα — ὅταν — ἄλλων* coniecit *ὅταν — ἵνα μὴ — αὐτῶν*, et ante *διανειμάντων* inseruit *ἄλλως*, ingeniose sed nimis audacter. Particulas *ἵνα* et *ὅταν* locum inter se mutasse, etiam Hude statuit, qui praeterea *ἐγγίγνηται* pro *γίγνηται* coniecit. Sitne *νεμηθῶσιν* in manuscripto an *ἀνανεμηθῶσιν* dubitat vLeeuwen.

32 *αὐτοῖς*] Tyrrell, *ἀστοῖς* Kenyon.

34 *αὐτοὺς*] an *αὑτούς*? ‖ *ἄνδρες*] Kenyon. Dubitanter vLeeuwen *ἀνὰ τρεῖς* pro manuscripti litteris corruptis *ανδδρεις* (?) proposuit. Cf. Thucyd. VIII 67.

η μεν
XIII θουσ επιψηφισαντοσ αριστομαχου ...ν
βουλη επι καλλιου πριν διαβουλευσαι κατε
τραιδ τετραδι
λυθη μηνοσ θαργηλιωνοσ δ επι δεκα
οι δε τετρακοσιοι εισηιεσαν ενατηι φθη
τ ε
νονθοσ θαργηλιωνοσ ετι δε την ιληχυιαν
ει
τωι κυαμωι βουλην ισιεναι δ̄ επι δεκα σκιρο
φοριωνοσ η μεν ουν ολιγαρχια τουτον κατεσ
λ
τη τον τροπον επι καλιου μεν αρχοντοσ
ετεσιν δ υστερον τησ των τυραννων
εκβολησ μαλιστα εκατον αιτιων μα
ε
λιστα γενομενων πετισανδρου και
αντιφωντοσ και θηραμενουσ ανδρων και
γεγενημενων ευ και συνεσει και γνω
ι ν
μη δοκουσιτων διαφερειν γενομενησ

COL. XIV.

XIV δε ταυτησ τησ πολειτιασ οι μεν πεντακι
ερη ....
σχιλιοι λογω μονον ηιρεθησαν ηρεθησαν ο δε
τετρακοσιοι μετα των δεκα των αυτοκρατορων
ε
εισελθοντεσ ισ το βουλευτηριον ηρχον της
ω
πολεοσ και προσ λακεδαιμονιουσ πρεσβευσαμε
νοι κατελυοντο τον πολεμον εφ οισ εκατεροι τυγ

---

40 δ επι δεκα] superscripsit corrector τραιδ (?), deinde id delevit et τετραδι. Librarius confudit δ̄ et δ; cf. vs. 43 et II[4].

41 εισηιεσαν] sic, non εισηισσαν (Kenyon) ms. || ενατηι] iota postea insertum.

43 τωι κυαμωι] utrumque iota finale postmodo additum.

51 δοκουσιτων] librarius delevit litteras σι, quas per errorem pro ν posuerat.

2] librarius bis deinceps scripsit ηρεθησαν, deinde expunxit posterius, priori autem scripsit ερη. Corrector inseruit iota inter η et ρ.

I ἐπιψηφίσαντος Ἀριστομάχου, ἡ μὲν βουλὴ ἡ ἐπὶ Καλλίου πρὶν διαβου- 39
2. 1. λεῦσαι κατελύθη μηνὸς Θαργηλιῶνος τετράδι ἐπὶ δέκα, οἱ δὲ τετρακόσιοι 40
εἰσῇσαν ἐνάτῃ φθίνοντος Θαργηλιῶνος· ἔδει δὲ τὴν εἰληχυῖαν τῷ 42
κυάμῳ βουλὴν εἰσιέναι τετράδι ἐπὶ δέκα Σκιροφοριῶνος. 44

ἡ μὲν οὖν ὀλιγαρχία τοῦτον κατέστη τὸν τρόπον ἐπὶ Καλλίου 45
μὲν ἄρχοντος, ἔτεσι δ' ὕστερον τῆς τῶν τυράννων ἐκβολῆς ἑκατόν, 46
αἰτίων μάλιστα γενομένων Πεισάνδρου καὶ Ἀντιφῶντος καὶ Θηραμένους, 48
ἀνδρῶν καὶ γεγενημένων εὖ καὶ συνέσει καὶ γνώμῃ δοκούντων διαφέ- 50
V ρειν. γενομένης δὲ ταύτης τῆς πολιτείας οἱ μὲν πεντακισχίλιοι λόγῳ 1
μόνον ᾑρέθησαν, οἱ δὲ τετρακόσιοι μετὰ τῶν δέκα τῶν αὐτοκρατόρων 3
εἰσελθόντες εἰς τὸ βουλευτήριον ἦρχον τῆς πόλεως, καὶ πρὸς Λακεδαι- 4
μονίους πρεσβευσάμενοι κατελύοντο τὸν πόλεμον ἐφ' οἷς ἑκάτεροι 6

---

39 ἡ] post βουλή addiderunt Blass Rutherford.
42 ἔδει] Kenyon.
43 τῷ] Kenyon.
47] ante ἑκατόν vHerwerden delevit adverbium μάλιστα, quod ex proxime sequentibus verbis huc irrepserat.
48 Πεισάνδρου] Kenyon.
2 οἱ δὲ] Kenyon.
4 ἦρχον] ἦρχόν τε Hude.

XVI

ι
τιωθεντεσ επι διεσπαρησαν οι λογοι προσ το πλη
α
θοσ και προσ τον θηρομενην οικειωσ ειχον οι
λοι
πολλαι φοβηθεντεσ μη προστατησ γενομενοσ
του δημου καταλυση την δυναστειαν τω κα
ταλεγουσιν των πολιτων δισχιλιουσ ωσ μετα
δωσοντεσ τησ πολειτιασ θηραμενησ δε παλιν
επιτιμα και τουτοισ πρωτον μεν οτι βουλομενοι
ι ι
μεταδουναι τοισ επιικεσι τρισχιλιοσ μονοισ με
ταδιδοασι ωσ εν τουτωι τωι πληθει τησ αρετησ
ωρισμενησ επιθ οτι δυο τα εναντιωτατα ποιου
σιν βιαιον τε την αρχην και των αρχομενων
τ κα
ηντω μετασκευαζοντεσ οι δε τουτων μεν
ωλιγωρησαν τον δε καταλογον των τρισχιλιων
πολυν μεν χρονον υπερβαλλοντο και παρ αυτοισ
σ
εφυλαττον τουσ εγνωζμενουσ οτε δε και
ι ι
δοξιεν αυτοισ εκφερειν τουσ μεν εξηλιφον
ν
των γεγραμμενων τουσ δ αντενεγραφον των
εξωθεν ηδη δε του χιμωνοσ ενεστωτοσ κα
ταλαβοντοσ θρασυβουλου μετα των φυγαδων
φυλην και κατα την στρατιαν ην εξηγαγον
οι τριακοντα κακωσ αποχωρησαντεσ εγνωσαν

λοι
23 *πολλαι*] litterae *λαι* non omnino certae sunt.
24] litterae *τω* (an *σω*?) deletae sunt.
29 *τουτωι τωι*] utrumque iota postea insertum.
37 *γεγραμμενων*] primam litteram librarius postmodo inseruisse videtur. || *αντενε* littera *ν* minus bene formata ideoque iterata.

I ἐπεὶ διεσπάρησαν οἱ λόγοι πρὸς τὸ πλῆθος καὶ πρὸς τὸν Θηραμένην 22
οἰκείως εἶχον οἱ πολλοί, φοβηθέντες μὴ προστάτης γενόμενος τοῦ δήμου 23
καταλύσῃ τὴν δυναστείαν, καταλέγουσι τῶν πολιτῶν τρισχιλίους, ὡς 25
μεταδώσοντες τῆς πολιτείας. Θηραμένης δὲ πάλιν ἐπιτιμᾷ καὶ τούτοις, 26
πρῶτον μὲν ὅτι βουλόμενοι μεταδοῦναι τοῖς ἐπιεικέσι τρισχιλίοις μόνοις 28
μεταδιδόασιν, ὡς ἐν τούτῳ τῷ πλήθει τῆς ἀρετῆς ὡρισμένης, ἔπειθ' ὅτι 29
δύο τὰ ἐναντιώτατα ποιοῦσιν, βίαιόν τε τὴν ἀρχὴν καὶ τῶν ἀρχο- 31
μένων ἥττω κατασκευάζοντες. οἱ δὲ τούτων μὲν ὠλιγώρησαν, τὸν δὲ 32
κατάλογον τῶν τρισχιλίων πολὺν μὲν χρόνον ὑπερεβάλλοντο καὶ παρ' 34
αὑτοῖς ἐφύλαττον τοὺς ἐγνωσμένους, ὅτε δὲ καὶ δόξειεν αὐτοῖς ἐκφέ- 35
ρειν, τοὺς μὲν ἐξήλειφον τῶν ἐγγεγραμμένων, τοὺς δ' ἀντενέγραφον τῶν 37
ἔξωθεν. 38

37. ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου 39
μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον κακῶς 40

---

25 τρισχιλίους] dubitanter Kenyon.

27 ἐπιτιμᾷ] Gennadios ἐπετίμα, fortasse recte, sequuntur tamen praesentia μεταδιδόασιν et ποιοῦσιν.

32 κατασκευάζοντες] cf. Xenoph. Hell. II 3 § 19. || τούτων] an τούτου?

35 τοὺς ἐγνωσμένους] i. e. οὓς ἐγνώκεσαν καταλέγειν, *nomina eorum quos in catalogum recipere decrevissent.* || ἐκφέρειν] *promulgare,* cf. XII[23]. Verbum huic sententiae vix aptum, quid enim est *cum vero promulgare placebat, alia nomina delebant alia inserebant?* Semel tantum promulgari potuit album civium, nomina autem prius quam promulgaretur debebant mutari, non postea. Has ob causas vLeeuwen pro ἐκφέρειν coniecit συμφέρειν; cf. quae ad II[18] annotata sunt.

36 δόξειεν] ἔδοξεν Hude, vix recte, agitur enim de re aliquoties iterata, id quod docent imperfecta quae sequuntur ἐξήλειφον et ἀντενέγραφον.

37 ἐγγεγραμμένων] vHerwerden.

41 οἱ τριάκοντα] delevit Richards manifestum emblema vocans. Post ἀποχωρήσαντες ferri posset.

XVI
ε
των μεν αλλων τα οπλα παριεσθαι θηραμενην
ε γ
δε διαφθιραι τονδε τροπον νομουσ ισηνεν
ε
καν ισ την βουλην δυο κελευοντεσ

COL. XVII.

XVII
επιχειροτονειν ων ο μεν ισ αυτοκρατορασ
εποιει τουσ τριακοντα των πολειτων αποκτι
ναι τουσ μη του καταλογου μετεχοντασ των
τρισχιλιων ο δ ετεροσ εκωλυε κοινωνειν
τησ παρουσησ πολιτιασ οσοι τυνχανουσιν
ει ει
το εν ηετιωνιαι τιχοσ κατασκαψαντεσ η τοισ
τετρακοσιοισ εναντιον τι πραξαντεσ η τοισ
ω
κατασκευασασι την προτεραν ολιγαρχιαν .ν
γ
ετυνχανεν αμφοτερων κεκοινωνηκωσ
α
ο θηρομενησ ωστε συνεβαινεν επικυρωθεντων
θ
των νομων εξω τε γιγνεσται τησ πολιτιασ αυ
ε
τον και τουσ τριακοντα κυριουσ ιναι θανατουν
τασ αναιρεθεντοσ δε θηραμενουσ τα τε οπλα
ε λην
παριλοντο παντων πριν των τρισχιλιων
και εν τοισ αλλοισ πολυ προσ ωμοτητα και πο
ε
νηριαν επεδοσαν πρεσβεισ πεμψαντεσ ισ λα

---

42 παρ^ε ιεσθαι] postea adiectae sunt litterae ε et iota finale, evanidae litterae εσ.

6 ηετιωνιαι (ει ει)] iota finale postea additum. || κατασκαψαντεσ] litterae αψ vix appar[e]

8 ^ω .ν] ην aut ον scriptum fuisse videtur.

14 τρισχιλιων] litterae ισ vix apparent.

15 ωμοτητα] litterae τη obscurae.

16 πεμψαντεσ] μψα litterae evanidae.

VI ἀποχωρήσαντες, ἔγνωσαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηρα- 42
μένην δὲ διαφθεῖραι τόνδε τὸν τρόπον. νόμους εἰσήνεγκαν εἰς τὴν 43
II βουλὴν δύο κελεύοντες ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει 1
τοὺς τριάκοντα τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας 3
τῶν τρισχιλίων, ὁ δ' ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας 4
ὅσοι τυγχάνουσι τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες ἢ τοῖς τετρακοσίοις 6
ἐναντίον τι πράξαντες τοῖς κατασκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν 8
ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν 9
ἐπικυρωθέντων τῶν νόμων ἔξω τε γίγνεσθαι τῆς πολιτείας αὐτὸν καὶ 11
τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦν. ἀναιρεθέντος δὲ Θηραμένους 13
τά τε ὅπλα παρείλοντο πάντων πλὴν τῶν τρισχιλίων, καὶ ἐν τοῖς 14
ἄλλοις πολὺ πρὸς ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν. πρέσβεις δὲ πέμ- 16

---

42 παρελέσθαι] Kenyon.

43 τὸν] supplevimus; vid. ad II[44].

7] post πράξαντες vHerwerden Hude deleverunt ἤ.

12 θανατοῦν] Lacon Keil Poland; hic iure confert Xen. Hell. II 3 § 51.

16 δὲ] addiderunt Blass Jos. Mayor Hude, καὶ πρέσβεις Gennadios mavult. Sed vLeeuwen suspicatur coniunctionem omissam indicio esse textum esse perturbatum, nempe verba πρέσβεις — ἐφρούρουν olim in fine capitis 36 locum habuisse; praepostera enim est Theramenis mortui accusatio, Callibium autem ante Theramenis mortem cum suis copiis Athenas venisse Xenophon atque Diodorus narrant et res ipsa ferre videtur.

α υτε
XVII κεδαιμονοσ τουτε θηραμενουσ κατηγορουν
και βοηθειν αυτοισ ηξιουν ων ακουσαντεσ οι
ε
λεκεδαιμονιοι καλλιβιον απεστιλαν αρμοσ
τ
την και σρατιωτασ ωσ επτακοσιουσ οι την ακρο
πολιν ελθοντεσ εφρουρουν μετα δε ταυτα
καταλαβοντων των απο φυλησ την μουνυχι
αν και νικησαντων μαχη τουσ μετα των τριακον
τα βοηθησαντασ επαναχωρησαντεσ μετα τον
ω
κινδυνον οι εκ του αστεοσ και συνασθροισθεν
ε
τεσ ισ την αγοραν τη υστεραια τουσ μεν τριακον
τα κατελυσαν αιρουνται δ... των πολιτων
αυτοκρατορασ επι την τ.. ..λεμον κατα
λυσιν οι δε παραλαβοντεσ ... .ρχην εν οισ μεν
ε
ηρεθησαν ουκ επραττον ε...... δ ισ λακεδαιμο
να βοηθειαν μεταπεμπομενοι και χρηματα
π
δανιζομενοι χαλεφωσ δε ...οντων επι του
τοισ των εν τη πολιτια φοβου...οι μη καταλυθω
σιν τησ αρχησ και βουλομενοι μεν καταλυθωσιν
αρχησ και βουλομενοι κατα...ξαι τουσ αλλουσ

α
17 *κεδαιμονοσ*] litterae *οσ* non plane certae; fortasse *οι* (*Λακεδαίμονα, οἳ* etc librarius.

18 *ηξιουν ων*] litterae *νω* pallidae.

ε
19 *απεστιλαν*] vix cernuntur litterae *εστι*.

20 *επτακοσιουσ*] evanidae sunt litterae *οσιου*.

23 *μαχη*] littera *η* pallida; fortasse postea adiectum erat iota finale.

25 *συνασθροισθεν | τεσ*] Kenyon *συνασοροισθεν | τεσ* scriptum esse putat, fortasse iu

27 *δ...*] *δε δεκα* in ms. esse putat Kenyon, vix recte, his enim litteris spati sufficit.

30 *ε......*] sex vel septem litteras capit spatium; Kenyon *ε[πρεσβευ]σ[αν]* vix littera *σ* certa non est.

34 *βουλομενοι μεν*] *νοι μεν* litterae evanidae. || *καταλυθωσιν | αρχησ και βουλομενοι*] verb

I ψαντες εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν καὶ βοηθεῖν 17
αὐτοῖς ἠξίουν· ὧν ἀκούσαντες οἱ Λακεδαιμόνιοι Καλλίβιον ἀπέστειλαν 19
ἁρμοστὴν καὶ στρατιώτας ὡς ἑπτακοσίους, οἳ τὴν ἀκρόπολιν ἐλθόντες 20
ἐφρούρουν.

38. μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μουνιχίαν 22
καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τριάκοντα βοηθήσαντας, ἐπαναχω- 24
ρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ τοῦ ἄστεως καὶ συναθροισθέντες 26
εἰς τὴν ἀγορὰν τῇ ὑστεραίᾳ τοὺς μὲν τριάκοντα κατέλυσαν, αἱροῦνται 27
δὲ δέκα τῶν πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ πολέμου κατάλυσιν. 28
οἳ δὲ παραλαβόντες τὴν ἀρχὴν ἐφ' οἷς μὲν ᾑρέθησαν οὐκ ἔπραττον, 30
ἔπεμψαν δ' εἰς Λακεδαίμονα βοήθειαν μεταπεμπόμενοι καὶ χρήματα 31
δανειζόμενοι. χαλεπῶς δὲ φερόντων ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, 32
φοβούμενοι μὴ καταλυθῶσι τῆς ἀρχῆς καὶ βουλόμενοι καταπλῆξαι τοὺς 34

---

27 *δὲ δέκα*] Kenyon.
28 *τοῦ πολέμου*] Kenyon.
29 *τὴν ἀρχὴν*] Kenyon. || *ἐφ'*] Kenyon (nimis dubitanter).
30 *ἔπεμψαν*] vLeeuwen, *ἐπρέσβευσαν* Kenyon.
32 *φερόντων*] Kenyon.
33 *φοβούμενοι*] Kenyon.
34] *μὲν* post *βουλόμενοι* delendum esse vidit Blass.
35 *καταπλῆξαι*] Kenyon.

XVII οπερ εγενετο συνλαβοντεσ ...αρετον ουδε
νοσ οντα δευτερον των πολιτων απεκτιναν
και τα πραγματα βεβαιωσ ειχον συναγωνιζομε
ν.. καλλιβιον τε και των πελοποννησων των πα
ο
ραντων και προσ του...σ ενιων των εν τοισ
ιππευσι τουτων γαρ τινεσ μαλιστα των
πολιτων εσπουδαζον μη κατελθειν τουσ απο
ω ε ε
φυλησ οσ δ οι τον πιραια και την μουνυχιαν
ν παντοσ
εχοντεσ αποστασιοσ π....σ του δημου προσ
αυτην επεκρατουν τω πολεμω τοτε καταλυ
σαντεσ τουσ δεκα τουσ πρωτουσ αιρεθεντασ
ε
αλλουσ ιλοντο δεκα τουσ βελτιστουσ ειναι
α
δοκουντεσ εφ ων συνεβη και τασ διαλυσισ

COL. XVIII.

XVIII γενεσθαι και κατελθειν τον δημον συν « « » »
αγωνιζομενων και προθυμουμενων του « »
ω
των προιστηκεσαν δ αυτων μαλιστα ρινον «
α
. . . παινιευσ και φαϋλλοσ ο αχερδουσιοσ ου |
|
... ... πριν η πανσανιαν τ αφικεσθαι διεπεμ
ε ε
...το προσ τουσ εν πιραιι και αφικνομενουσ
συνεσπουδασαν την καθοδον επι περασ γαρ
ε
ηγαγε την ιρηνην και τασ διαλυσεισ πανσανιασ
ο των λακεδαιμονιων βασιλευσ μετα των

36 ...αρετον] . ημαρετον scriptum esse videtur.
1 sqq.] quo melius quadraret pagina, in versuum fine ornamenta quaedam exigua librarius. Idem fortasse in fine versus 6 non sigma posuit sed lineolam ad explendum'

ἄλλους (ὅπερ ἐγένετο), συλλαβόντες Δημάρετον οὐδενὸς ὄντα δεύτερον 36
τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαίως εἶχον, συναγωνιζο- 38
μένων Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων καὶ πρὸς 39
τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι· τούτων γάρ τινες μάλιστα τῶν 41
πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς. 42

ὡς δ' οἱ τὸν Πειραιᾶ καὶ τὴν Μουνιχίαν ἔχοντες ἀποστάντος παντὸς 44
τοῦ δήμου πρὸς αὐτοὺς ἐπεκράτουν τῷ πολέμῳ, τότε καταλύσαντες 45
τοὺς δέκα τοὺς πρώτους αἱρεθέντας, ἄλλους εἵλοντο δέκα τοὺς 47
βελτίστους εἶναι δοκοῦντας· ἐφ' ὧν συνέβη καὶ τὰς διαλύσεις γενέ- 48
σθαι καὶ κατελθεῖν τὸν δῆμον, συναγωνιζομένων καὶ προθυμου- 2
μένων τούτων. προειστήκεσαν δ' αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παια- 3
νιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὗτοι γὰρ πρίν τε Πανσανίαν 5
ἀφικέσθαι διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ, καὶ ἀφικομένου συνε- 6
σπούδασαν τὴν κάθοδον. ἐπὶ πέρας γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰς 8
διαλύσεις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετὰ τῶν δέκα διαλλακτῶν 9

---

36 *Δημάρετον*] Blass. Post hoc nomen excidisse *ἀρετῇ* probabiliter suspicatur Richards.

38 *βεβαίως*] *βιαίως* Jos. Mayor; nihil opus. || *συναγωνιζομένων*] vLeeuwen, *-μένου* Kenyon.

39 *Πελοποννησίων*] tacite correxit Kenyon.

40 *τούτοις*] Kenyon.

45 *αὐτοὺς*] Blass vHerwerden Kontos Hude.

4 *τε ὁ*] Kenyon. || *Ἀχερδούσιος*] Bywater Blass vHerwerden Naber. || *οὗτοι γὰρ*] Kenyon.

5] post *πρίν* vHerwerden delevit *ἤ*. || *τε Πανσανίαν*] Richards; cf. XV^39. Jos. Mayor delebat *τ'*. || *διεπέμποντο*] Kenyon.

6 *ἀφικομένου*] Kenyon.

8] nomen proprium *Πανσανίας* delevit vHerwerden, Richards vero verba *ὁ τῶν Λ. βασιλεὺς* glossema ducit.

XVIII δεκα δι..λακτων των υστερον αφικομενων

ου

εκ λακεδαιμονοσ ισ αυτοσ εσπουδασεν ελθειν

ν ν

οι δε πε.. τον ρινωνα δια τε τη ευνοιαν τη

ε

ισ τον δη... επηνεθησαν και λαβοντεσ την ε

πιμελειαν ευθυσ εν ολιγαρχια τασ ευθυνασ

εδοσαν .. δημοκρατια και ουδεισ ουδεν ενε

ε ε

καλεσε. ...οισ ουτε των εν αστι μιναντων

κ ε

ουτε των εν πιραιωσ κατελθοντων αλλα δια

ταυτα και στρατηγοσ ευθυσ ηρεθη ρινων εγενον

ε

το δ αι διαλυσισ επ ευκλειδου αρχοντοσ κατα τασ

αθηναιων

συνθηκασ τασδε τουσ βουλομενουσ των εν ασ

ε

τει μιν..των εξοικειν εχειν ελευσινα επι

τιμ... οντασ και κυριουσ και αυτοκρατο

ρασ ....των και τα αυτων καρπουμενουσ

.. . ιε.ον ειναι κοινον αμφοτερων

επιμελεισθαι δε κηρυκασ και ευμολπιδασ

κα

κατα τα ———τρια μη εξειναι δε μητε τοισ

ε

ελευσεινοθεν ισ το αστυ μητε τοισ εκ

ω

του αστεοσ ελευσειναδε ιεναι πριν μυσ

τηριοισ εκατερουσ συντελειν δε απο των

ε

προσ..ντων ισ το συμμαχικον καθαπερ

τουσ αλλουσ αθηναιουσ εαν δε τινεσ

ν

των απιοντων οικιασ λαμβανωσιν

- - - - ———

11 ισ] deleta est littera ι.

14 πιμελειαν] litterae λειαν vix distinguuntur. ¦ ευθυσ] deletum; litterae ευ du

κα

26 κα τρια] aliquid h. l. turbatum est.

II τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούδασεν 11
ἐλθεῖν. οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον 12
ἐπηνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ τὰς εὐθύνας 14
ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς οὔτε τῶν 15
ἐν ἄστει μεινάντων οὔτε τῶν ἐκ Πειραιῶς κατελθόντων, ἀλλὰ διὰ 17
ταῦτα καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων. 18

03. **39.** ἐγένοντο δ' αἱ διαλύσεις ἐπ' Εὐκλείδου ἄρχοντος κατὰ τὰς 19
συνθήκας τάσδε· τοὺς βουλομένους τῶν ἐν ἄστει μεινάντων 20
ἐξοικεῖν ἔχειν Ἐλευσῖνα ἐπιτίμους ὄντας καὶ κυρίους 22
καὶ αὐτοκράτορας ἁπάντων καὶ τὰ αὑτῶν καρπουμένους. 23
τὸ δ' ἱερὸν εἶναι κοινὸν ἀμφοτέρων, ἐπιμελεῖσθαι δὲ 24
Κήρυκας καὶ Εὐμολπίδας κατὰ τὰ πάτρια. μὴ ἐξεῖναι 26
δὲ μήτε τοῖς Ἐλευσίνοθεν εἰς τὸ ἄστυ μήτε τοῖς ἐκ 27
τοῦ ἄστεως Ἐλευσίναδε ἰέναι πλὴν μυστηρίοις ἑκατέ- 28
ρους. συντελεῖν δ' ἀπὸ τῶν προσιόντων εἰς τὸ συμμα- 30
χικὸν καθάπερ τοὺς ἄλλους Ἀθηναίους. ἐὰν δέ τινες 31
τῶν ἀπιόντων οἰκίαν λαμβάνωσιν Ἐλευσῖνι, συμπείθειν 32

---

10 διαλλακτῶν] Kenyon.
12 περὶ] Kenyon.
13 δῆμον] Kenyon.
15 ἐν] Blass, τῇ Kenyon. || οὐδὲν] hoc vocabulum casu omisit Kenyon.
16 ἐνεκάλεσεν αὐτοῖς] Kenyon.
20 τῶν ἐν ἄστει] vHerwerden, τῶν Ἀθηναίων ἐν ἄστει Kenyon male, nam ante τῶν corrector inseri voluit Ἀθηναίων, sed spurium esse videtur hoc vocabulum.
21 μεινάντων] Kenyon.
22 ἐπιτίμους] Kenyon.
23 ἁπάντων] Poland, ἐπὶ πᾶσιν Kenyon dedit (non recte, satis certae enim sunt litterae των), ἑαυτῶν coniecit Jackson, Ἐλευσῖνι Poste.
24 τὸ δ' ἱερὸν] Kenyon.
28 πλὴν] Kenyon; cf. XIII[26].
29 ἑκατέρους] -ροις Hude.
30 προσιόντων] Kenyon.

XVIII ελευσεινι συνπειθειν τον κεκτημε
οισ
νον αν δε μη συνβαινωσιν αλληλοισ
τ . . ητασ ελεσθαι τρεισ εκατερων και
ηντιν αν ουτοι ταξωσιν τιμην λαμβανειν ειν
ε . . . σεινιων δε συνοικειν ουσ αν ουτοι
ε
βουλονται την δ απογραφην ιναι τοισ
βουλομενοισ εξοικειν τοισ μεν επι
δημουσιν αφ ησ αν ομωσωσιν τουσ ορκουσ
ε
δ . . α ημερων την δ εξοικησιν ικοσι
. . . . δ αποδημουσι επιδαν επιδημησωσιν
κ . . α ταυτα μη εξειναι δε αρχειν μη
ε
δεμιαν αρχην των εν τωι αστι τον ε
λευσινι κατοικουντα πριν αν απογραψη
τωι ε
ται παλιν εν αστι κατοικειν τασ δε

COL. XIX.

φονου ε
XIX δικασ τον πονου ειναι κατα τα πατρια ι τισ τινα
ε ε ιε
αυτοχιρα εκτισισ ηρωσασ των δε παρεληθλυθο
των μηδενι προσ μηδενα μνησικακειν εξειναι
πλην προσ τουσ τριακοντα και τουσ δεκα και τουσ
ε α
ενδεκα και τουσ του πιραιωσ αρξαντεσ μη
δε προσ τουτουσ εαν διδωσιν ευθυνασ ευθυ

---

34 *αλληλοισ*] litterae *οισ* iteratae.
36 *λαμβανειν*] litteras *ειν* in margine iteravit corrector.
41 *δ..α*] tribus aut duabus litteris spatium sufficit.
44 *τωι*] iota postea insertum.
45 *απογραψη*] sic ms., sed *ψ* in *φ* mutatum est.
ε ε ε ιε
2 *αυτοχιρα*] vix apparent litterae *ι*. || *εκτισισ ηρωσασ*] certae non sunt litt[erae]
παρεληθλυθο] deleta est prior littera *θ*.

XVIII τὸν κεκτημένον· ἐὰν δὲ μὴ συμβαίνωσιν ἀλλήλοις, 34
τιμητὰς ἑλέσθαι τρεῖς ἑκάτερον, καὶ ἥντιν' ἂν οὗτοι 35
τάξωσι τιμὴν λαμβάνειν. Ἐλευσινίων δὲ συνοικεῖν οὓς 37
ἂν οὗτοι βούλωνται. τὴν δ' ἀπογραφὴν εἶναι τοῖς βουλο- 38
μένοις ἐξοικεῖν, τοῖς μὲν ἐπιδημοῦσιν ἀφ' ἧς ἂν ὀμό- 40
σωσι τοὺς ὅρκους δέκα ἡμερῶν, τὴν δ' ἐξοίκησιν 41
εἴκοσι, τοῖς δ' ἀποδημοῦσιν ἐπειδὰν ἐπιδημήσωσι 42
κατὰ ταὐτά. μὴ ἐξεῖναι δ' ἄρχειν μηδεμίαν ἀρχὴν τῶν 43
ἐν τῷ ἄστει τὸν Ἐλευσῖνι κατοικοῦντα πρὶν ἂν ἀπο- 45
XIX γράψηται πάλιν ἐν τῷ ἄστει κατοικεῖν. τὰς δὲ δίκας τοῦ 46
φόνου εἶναι κατὰ τὰ πάτρια, εἴ τίς τινα αὐτοχειρίᾳ 2
ἔκτεινεν ἢ ἔτρωσεν. τῶν δὲ παρεληλυθότων μηδενὶ πρὸς 3
μηδένα μνησικακεῖν ἐξεῖναι, πλὴν πρὸς τοὺς τριάκοντα 4
καὶ τοὺς δέκα καὶ τοὺς ἕνδεκα καὶ τοὺς τοῦ Πειραιῶς 5
ἄρξαντας, μηδὲ πρὸς τούτους ἐὰν διδῶσιν εὐθύνας· 6

---

35 *τιμητὰς*] Kenyon. || *ἑκάτερον*] Bury Richards Hude.

37 *Ἐλευσινίων*] Kenyon. || *οὗτοι*] *αὐτοὶ* Richards vHerwerden.

38 *βούλωνται*] Kenyon.

40 *ὀμόσωσιν*] Kenyon.

41 *δέκα*] vLeeuwen, *δι' ἑπτὰ* Kenyon (litteras *δι* certas esse ratus), *δώδεκα* Gertz. || *εἴκοσι*] *δι' εἴκοσι* Hude.

42 *τοῖς*] Kenyon.

43 *κατὰ*] Kenyon.

45 *πρὶν ἂν*] Kenyon casu omisit *ἄν*. Kontos poscit *πλὴν ἐὰν*, cf. XIII[26]. Richards coniecit *πρὶν ἂν ἀπογραφῇ ...κατοικῶν*. || *ἀπογράψηται*] *-φηται* Kenyon cum correctore; emendavit Blass.

2 *αὐτοχειρίᾳ ἔκτεινεν ἢ ἔτρωσεν*] sic dedimus coll. XXIX[15]; vHerwerden antehac *κτεῖναι ἢ τρῶσαι* vel potius *ἐάν... κτείνῃ ἢ τρώσῃ* coniecerat (ad facinora nondum perpetrata igitur referens), vLeeuwen autem dubitat an *αὐτόχειρ* praestet. Kenyon edidit *αὐτοχειρὶ [ἀπέκτονεν] ἐκτίσει ἱερώσας* (?); Wyse *αὐτοχειρίᾳ ἔκτεινε τρώσας* proposuit. Cf. Demosth. 59, 9 sq. et Plat. Leg. 872 *b*. || *παρεληλυθότων*] *κατ-* Richards coll. XIX[26].

4 *καὶ τοὺς δέκα*] haec verba delet Keil coll. Andoc. I § 90.

XIX

ε
νασ δε δουναι τουσ μεν εν πιραιι αρξαντασ εν
ει δ ε
τοισ εν πιραιι αρξαντασ τουσ εν τωι αστι εν τοισ
ο
τα τιμηματα παρεχομενοισ ειθ υτωσ εξοικειν
δ ε
τουσ εθελοντασ τα δε χρηματα α εδανισαντο ισ
τον πολεμον εκατερουσ αποδουναι χωρισ γενο
ο
μενων δε τοιευτων των διαλυσεων και φοβου
με
νων οσοι μετα των τριακοντα συνεπολεμησαν
και πολλων μεν επινοουντων εξοικειν ανα
ε
βαλλομενων δε την αναγραφην ισ τασ εσχα
ε
τασ ημερασ οπερ ιωθασιν ποιειν απαντεσ αρ
χινοσ ..νιδων το πληθοσ και βουλομενοσ κα
τασχειν αυτουσ υφειλε τασ υπολοιπουσ ημε
γ
ρασ τησ απογραφησ ωστε συνανανκασθηναι
μενειν πολλουσ ακοντασ εωσ εθαρρησαν και δοκει
τουτο τε πολιτευσασθαι καλωσ αρχινοσ και μετα
ταυτα γραψαμενοσ το ψηφισμα το θρασυβου
λου παρανομων εν ω μετεδιδου τησ πολιτι
εωσ
ασ πασι τοισ εκ πιραιοισ συνκατελθουσι ων ε
ε
νιοι φανερωσ ησαν δουλοι και τριτον επι τισ
ο
: δ' π'γιγνο μεν^ω ηρξατα των κατεληλυθοτων μνησικακειν απα
ε
γαγων τουτον επι την βουλην και πισασ ακριτον
ε
αποκτειναι λεγων οτι νυν διξουσιν ει βουλονται
την δημοκρατιαν σωζειν και τοισ ορκοισ ενμε

---

8 αρξαντασ] deletum. || τωι] insertum est iota.

26] quid significat nota marginalis, quae aut ad hunc versum aut ad versum 28 [...] XVIII potest referri? δὲ παραγιγνομένων legendum esse videtur, sed litterae -μενω sunt certae.

K εὐθύνας δὲ δοῦναι τοὺς μὲν ἐν Πειραιεῖ ἄρξαντας ἐν 7
τοῖς ἐν Πειραιεῖ, τοὺς δ' ἐν τῷ ἄστει ἐν τοῖς τὰ τιμή- 8
ματα παρεχομένοις, εἶθ' οὕτως ἐξοικεῖν τοὺς ἐθέλοντας. 10
τὰ δὲ χρήματα ἃ ἐδανείσαντο εἰς τὸν πόλεμον ἑκατέρους 11
ἀποδοῦναι χωρίς.

40. γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμένων ὅσοι 12
μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολλῶν ἐπινοούντων μὲν 14
ἐξοικεῖν ἀναβαλλομένων δὲ τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, 15
ὅπερ εἰώθασι ποιεῖν ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλό- 17
μενος κατασχεῖν αὐτοὺς ὕφειλε τὰς ὑπολοίπους ἡμέρας τῆς ἀπογραφῆς, 18
ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας ἕως ἐθάρρησαν. καὶ 20
δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος, καὶ μετὰ ταῦτα γραψά- 21
μενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾧ μετεδίδου τῆς 23
πολιτείας πᾶσι τοῖς ἐκ Πειραιῶς συγκατελθοῦσιν, ὧν ἔνιοι φανερῶς 24
ἦσαν δοῦλοι· καὶ τρίτον ἐπεί τις ἤρξατο τῶν κατεληλυθότων μνησικα- 26
κεῖν, ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν καὶ πείσας ἄκριτον ἀποκτεῖναι, 27
λέγων ὅτι νῦν δείξουσιν εἰ βούλονται τὴν δημοκρατίαν σῴζειν καὶ τοῖς 29

---

9 *ἐν τοῖς*] addenda esse verba *ἐν τῷ ἄστει* putant Kenyon Gertz, hic praeterea *τὰ αὐτὰ τιμήματα* coniecit.

14 *ἐπινοούντων μὲν*] Blass.

15 *ἀπογραφὴν*] Blass vHerwerden.

17 *συνιδὼν*] Kenyon. ‖ *πλῆθος*] *multitudinem eorum*; *πλήθους πάθος* Bury parum probabiliter.

18 *ὕφειλε*] quomodo? eratne hieromnemon? Si novo populi scito hoc fecit, (quod vix credibile), *ἀφεῖλε* legendum est.

19 *συναναγκασθῆναι*] *συν-* delendum?

XIX νειν αφεντασ μεν γαρ τουτοντον προτρεψειν
λ ε
και τουσ αλλουσ εαν δ ανενωσιν παραδιγμα ποι
ησειν απασιν οπερ και συνεπεσεν αποθανον
ε
τοσ γαρ ουδισ πωποτε υστερον εμνησικακη
λ
σεν αλλα δοκουσιν καλιστα δη και πολιτικω
ι ι
τατα απαντων και δια και κοινη χρησασθαι
ταισ προγεγενημεναισ συμφοραισ ου γαρ
μονον τασ περι των προτερων αιτιασ εξη
λιψαν αλλα και τα χρηματα λακεδαιμονιοισ
α οι τριακοντα προσ τον πολεμον ελαβον
απεδοσαν κοινη κελευουσων των συνθηκων
τ
εκατερουσ αποδιδοναι χωρισ τουσ εκ του ασ
ω ε
αστεοσ και τουσ εκ του πιραιωσ ηγουμενοι
ι
τουτο πρωτον αρχειν δεν τησ ομονοιασ εν δε
ταισ αλλαισ πολεσιν ουχ οιον ετι προστιθεασιν
των οικιων οι δημο κρατησαντεσ αλλα και την

COL. XX.

XX χωραν αναδ..... ποιουσιν διελυθησαν δε και προσ
εν ε
τουσ ελευσινι ....κησαντασ ετι τριτωι μετα την εξ
οικησιν επι .....νετου αρχοντοσ ταυτα μεν ουν
θ
εν τοισ υστε..ν συνεβη γενεσται καιροισ τοτε δε
κυριοσ ο δημοσ γενομενοσ των πραγματων ενε
στησατο την ... ουσαν πολιτιαν επι πυθοδωρου

---

30 τουτοντον] deletae sunt litterae τον (4—6).
34 αλλα] sic, non αμα (Kenyon) ms.
45 δημο] hoc, non δημοι, scriptum esse videtur. || κρατησαντεσ] litterae κρ vix app
2 τριτωι] iota finale postea additum.

XIX ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέψειν καὶ τοὺς ἄλλους, 30
ἐὰν δ' ἀνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν. ὅπερ καὶ συνέπεσεν· 32
ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν, ἀλλὰ δοκοῦσι 33
κάλλιστα δὴ καὶ πολιτικώτατα ἁπάντων καὶ ἰδίᾳ καὶ κοινῇ χρήσασθαι 35
ταῖς προγεγενημέναις συμφοραῖς. οὐ γὰρ μόνον τὰς περὶ τῶν προ- 36
τέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαιμονίοις, ἃ οἱ 38
τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν 40
συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρὶς τούς τ' ἐκ τοῦ ἄστεως 41
καὶ τοὺς ἐκ τοῦ Πειραιῶς, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς 43
ὁμονοίας. ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασι τῶν 44
XX οἰκείων οἱ δῆμοι κρατήσαντες, ἀλλὰ καὶ τὴν χώραν ἀνάδαστον ποιοῦσιν. 1
διελύθησαν δὲ καὶ πρὸς τοὺς Ἐλευσῖνι ἐξοικήσαντας ἔτει τρίτῳ μετὰ 2
A. 401. τὴν ἐξοίκησιν, ἐπὶ Ξεναινέτου ἄρχοντος. 3

41. ταῦτα μὲν οὖν ἐν τοῖς ὕστερον συνέβη γενέσθαι καιροῖς, τότε 4
δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων ἐνεστήσατο τὴν νῦν 5

---

34 *ἀλλὰ*] *ἅμα* Kenyon, correxit Richards.

35 *καὶ ἰδίᾳ*] *καρδίᾳ* Kenyon, sed errorem in corrigendis [2] retractavit; emendarunt Bywater Blass.

42 *τοῦ Πειραιῶς*] articulum melius omitti observat Keil.

43 *δεῖν*] Kenyon *μὲν*, in ms. *δεν* scriptum esse ratus; correxerunt vLeeuwen Blass Kontos.

44 *ἔτι*] *insuper*, *τι* Kontos non recte; Jos. Mayor *οὐχ ὅτι*, deleto *οἷον*, quoniam *οὐχ οἷον* vix Atticum est; vHerwerden mavult *οὐχ ὅπως ἔτι*.

45 *δῆμοι κρατήσαντες*] vLeeuwen Hude; alibi cum vicerunt populares, spoliare solent divites, non propria etiam bona in publicum commodum absumere. Kenyon *δημοκρατήσαντες* cum ms., Gennadios *δήμῳ κρατήσαντες* (?).

1 *ἀνάδαστον*] Kenyon.

2] *ἐν* ante *Ἐλευσῖνι* cum correctore addit Kenyon. || *ἐξοικήσαντας*] Kenyon.

3 *Ξεναινέτου*] Kenyon.

4 *ὕστερον*] Kenyon.

5 *ἐνεστήσατο*] *συνεστήσατο* vLeeuwen; cf. ad II[18]. || *νῦν*] Kenyon.

XX

μεν αρχοντ.. ..κουντοσ δε δικαιωσ του δημου
λαβειν την ......αν δια το ποιησασθαι την καθο
υ
δον .. αυτον ..ν δημον ην δε των μεταβολων
ενδεκατη τ.. ....μον αυτη πρωτη μεν γαρ εγε
νετο .. .αταϭ..... εξ αρχησ χιωνοσ και των με
τ αυτ.. συνοικησαντων τοτε γαρ πρωτον ισ τασ
τεσσαρασ συνενεμηθησαν φυλασ και τουσ φυλο
βασιλ..σ κατεστησαν δευτερα δε και πρωτη
μετ.... τ.. εχουσαι πολιτειαν ταξιν η επι θη
α
σεωσ. γενομενη μικρον πρεγκλινουσα τησ βα
σιλικησ μετα δε ταυτην η επι δρακοντοσ εν η και
νομουσ ανεγραψαν πρωτον τριτη δε η μετα
την στασιν . επι σολωνοσ αφ ησ αρχη δημοκρα
τιασ εγενετο ..ταρτη δ η επι πισιστρατου τυ
δ
ραννισ πεμπτην η μετα των τυραννων
καταλυσιν η κλισθενουσ δημοτικωτερα
κ
τησ σολωνοσ εκτη δ η μετα τα μηδιχα τησ εξ α
ριου παγου βουλησ επιστατουσησ εβδομη
δε και μετα ταυτην ην αριστειδησ μεν υπε
διξεν εφιαλτησ δ επετελεσεν καταλυσασ
τ
την αρεοπαγιδιν βουλην εν η πλειστα συν

---

11 ...*αταϭ*......] ultimae litterae videntur esse *ων*, certae tamen non sunt, K *κατάστασις τῶν*, sed haec lacunis apta non sunt; *των καταστασεων*? sed ante (*κ*)*αταϭ*.. litteris spatium vix est. || *χιωνοσ*] deleta est littera *χ*.

12 *αυτ*..] *αυτον* videtur esse in ms. || *συνοικησαντων*] hoc, non -*ισαντων* (Kenyon extare satis certum est.

15 *μετ....τ*..] post *τ* videtur distingui posse littera *ι*, et deinde littera *ν* latius di *εχουσαι*] iota deletum.

οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος, δοκοῦντος δὲ δικαίως 4. τοῦ δήμου λαβεῖν τὴν προστασίαν διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι' αὐτὸν τὸν δῆμον.

ἦν δὲ τῶν μεταβολῶν ἑνδεκάτη τὸν ἀριθμὸν αὕτη. πρώτη μὲν γὰρ ἐγένετο τῶν καταστάσεων ἐξ ἀρχῆς Ἴωνος καὶ τῶν μετ' αὐτοῦ συνοικησάντων· τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλὰς καὶ τοὺς φυλοβασιλέας κατέστησαν. δευτέρα δέ, καὶ πρώτη μετρίαν τιν' ἔχουσα πολιτείας τάξιν, ἡ ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγκλίνουσα τῆς βασιλικῆς. μετὰ δὲ ταύτην ἡ ἐπὶ Δράκοντος, ἐν ᾗ καὶ νόμους ἀνέγραψαν πρῶτον. τρίτη δ' ἡ μετὰ τὴν στάσιν, ἡ ἐπὶ Σόλωνος, ἀφ' ἧς ἀρχὴ δημοκρατίας ἐγένετο. τετάρτη δ' ἡ ἐπὶ Πεισιστράτου τυραννίς. πέμπτη δ' ἡ μετὰ τὴν τῶν τυράννων κατάλυσιν, ἡ Κλεισθένους, δημοτικωτέρα τῆς Σόλωνος. ἕκτη δ' ἡ μετὰ τὰ Μηδικά, τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστατούσης. ἑβδόμη δ' ἡ μετὰ ταύτην, ἣν Ἀριστείδης μὲν ὑπέδειξεν, Ἐφιάλτης δ' ἐπετέλεσε καταλύσας τὴν Ἀρεοπαγῖτιν βουλήν· ἐν ᾗ πλεῖστα συνέβη τὴν πόλιν διὰ τοὺς δημα-

---

7 ἄρχοντος, δοκοῦντος] Kenyon.

8 προστασίαν] Kenyon dubitanter (in textu dedit ἐξουσίαν, cf. XX[35]) Kontos. Suspicatur autem Kenyon olim fuisse Θρασυβούλου λαβεῖν τὴν προστασίαν, ...δι' αὐτόν.

9 δι' αὐτὸν] Kenyon. An ἐφ' αὐτοῦ? || τὸν] Kenyon.

10 τὸν ἀριθμὸν] Kenyon.

11 τῶν καταστάσεων] dubitanter vLeeuwen, ἡ κατάστασις τῶν Kenyon.

12 αὐτοῦ] αὐτὸν Wyse vix recte. || συνοικησάντων] -κισ- Kenyon; correxit Blass.

14 φυλοβασιλέας] -λεῖς Kenyon.

15 μετρίαν τιν' ἔχουσα πολιτείας τάξιν] vLeeuwen, μετὰ ταῦτ' εἶδος ἔχουσα πολιτείας τάξις Poste; Kenyon dedit μετὰ ταῦτα [ἐξ]έχουσα πολιτείας τάξις, sed neque certum neque sententiae aptum est μετὰ ταῦτα; Rutherford coniecit μετὰ ταῦτα παρέχουσα πολιτείαν τάξις, Richards μετὰ ταῦτα ὑπάρχουσα πολιτείας τάξις, Wyse μετὰ ταῦτα παρέχουσα πολιτείας τάξιν, Gertz μετὰ ταῦτα νέαν ἔχουσα πολιτείας τάξιν. Scriptor quid dicere voluerit docet I[40], ubi is rerum status, qui proxime antecedebat Draconem, ἡ πρώτη πολιτεία vocatur.

19 ἡ] Kenyon.

20 τετάρτη] Kenyon.

21 τὴν] addidit Kenyon.

22 δημοτικωτέρα] οὖσα addit Richards.

25 δ' ἡ] Jos. Mayor vLeeuwen, δὲ καὶ Kenyon cum ms.; Gennadios delet καί.

XX

ω
εβη την πολιν δια τουσ δημαγογουσ αμαρτα
νειν δια την τησ θαλαλαττησ αρχην ογδοην δ .
των τετρακοσιων καταταστασιν και μετα ταυ
την ενατη δε . ημοκρατια παλιν δεκατη δ η
των τριακοντ . και η των δεκα τυραννισ εν
δεκατη δ η με . . την απο φυλησ και εκ πειραιωσ
εγε
καθοδον αφ ησ διαγεγενηται μεχρι τησ νυν αει
προσεπιλαμβανουσα τωι πληθει την εξουσιαν
απαντων γαρ αυτοσ αυτον πεποιηκεν ο δημοσ
κυριον και παντα διοικειται ψηφισμασιν και
δικαστηριοισ εν οισ ο δημοσ εστιν ο κρατων
και γαρ α . . ησ βουλησ κρισεισ εισ τον δημον ελη
λυθασιν και τουτο δοκουσι ποιειν ορθωσ ευδια
φθορωτεροι γαρ ολιγον των πολλων εισιν και
κ ι
κερδει και χαρεισιν μη μισθοφορον δ εκλησαν
ειν λ
το μεν πρωτον απεγνωσαν ποιηται ου συλεγο
ε ν
μενων δ εισ την εκκλησιαν δισ την εκκλησια
α
αλλ . πολλα . . φιζομενων των πρυτανεων
οπωσ προσιστηται το πληθοσ προσ την επι

28] hinc incipit librarius tertius, qui in hac tamen pagina operam dedit ut li- assimularet praecedentis librarii rationi scribendi, ita ut vix distinguatur utra- Recte tamen statuisse videtur Kenyon, eum a voce *δια* scribendi initium fecisse.

33 *πειραιωσ*] fortasse post hoc vocabulum in margine additum est *ε* (*πειραιεωσ*,

34 *διαγεγενηται*] litterae *εγε* male formatae ideoque repetitae.

35 *τωι*] iota postea adiectum.

42 *χαρεισιν*] deleta est littera *ε*. || *μη*] deletum.

44 *δισ την εκκλησια*] deleta.

45 *αλλ.*] prius *αλλο* scriptum esse videtur. || *..φιζομενων*] expalluerunt prim- secunda, post quas spatii aliquid reliquit librarius, selidis marginem vitans.

X γωγοὺς ἁμαρτάνειν καὶ διὰ τὴν τῆς θαλάττης ἀρχήν. ὀγδόη δ' ἡ τῶν 29
τετρακοσίων κατάστασις, καὶ μετὰ ταύτην ἐνάτη δημοκρατία πάλιν. 31
δεκάτη δ' ἡ τῶν τριάκοντα καὶ ἡ τῶν δέκα τυραννίς, ἑνδεκάτη δ' ἡ 32
μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πειραιῶς κάθοδον, ἀφ' ἧς διαγεγένηται 33
μέχρι τοῦ νῦν, ἀεὶ προσεπιλαμβάνουσα τῷ πλήθει τὴν ἐξουσίαν. ἁπάν- 35
των γὰρ αὐτὸς αὑτὸν πεποίηκεν ὁ δῆμος κύριον καὶ πάντα διοικεῖται 37
ψηφίσμασι καὶ δικαστηρίοις, ἐν οἷς ὁ δῆμός ἐστιν ὁ κρατῶν· καὶ γὰρ 38
αἱ τῆς βουλῆς κρίσεις εἰς τὸν δῆμον ἐληλύθασιν. καὶ τοῦτο δοκοῦσι 40
ποιεῖν ὀρθῶς· εὐδιαφθορώτεροι γὰρ οἱ ὀλίγοι τῶν πολλῶν εἰσι καὶ 41
κέρδει καὶ χάρισιν. 42

μισθοφόρον δ' ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέγνωσαν ποιεῖν· οὐ 43
συλλεγομένων δ' εἰς τὴν ἐκκλησίαν, ἀλλὰ πολλὰ ψηφιζομένων μόνων 44
τῶν πρυτάνεων, ὅπως προσιστῆται τὸ πλῆθος πρὸς τὴν ἐπικύρωσιν 46

29] *καὶ* post *ἁμαρτάνειν* addidit vLeeuwen; plura post hoc verbum intercidisse, nempe *ἐπικρατοῦντος τοῦ πλήθους* vel eiusmodi aliquid, suspicatur Poste. Richards pro *διὰ* scribit *κατὰ*. || *θαλάττης*] Kenyon. || *ὀγδόη*] Kenyon. || *ἡ*] Kenyon, *ἦν* Bury.

30 *κατάστασις*] Kenyon. || *δημοκρατία*] *δὲ δημοκρατία* Kenyon (cum ms.?); Blass Jos. Mayor Gennadios delerunt *δὲ*, Hude *δὴ δημοκρατία* mavult.

33 *μετὰ*] Kenyon.

34 *τοῦ*] vHerwerden vLeeuwen.

39 *αἱ τῆς*] Kenyon. || *ἐληλύθασιν*] *ἀνεληλύθασιν*] Hude.

41 *οἱ*] addiderunt Gennadios Kontos. || *ὀλίγοι*] Kenyon.

42 *κέρδει καὶ χάρισιν*] duos plurales aut duos singulares malit vHerwerden.

43 *τὸ μὲν πρῶτον*] inde ab Euclide, cum antehac ecclesiasticum accepissent cives? An de toto reip. Atheniensium tempore loquitur scriptor? Hoc si voluit, verbis non satis aptis usus est. Parum igitur prodest hic locus ad efficiendum utrum civibus Agyrrhii tempore primum solutus fuerit *μισθὸς ἐκκλησιαστικός* (quae Kirchhoffii probabilis est opinio), an aliquanto ante Euclidem hic mos invaluerit.

45 *μόνων*] supplevit vHerwerden; Gennadios inseruerat *τὰ* ante *πολλά*, sic loci sententiam aperiens, item Hude; *plerumque* tamen ne unum quidem civem adfuisse praeter prytanes, scriptor dicere vix potuit, quapropter *πολλάκις* pro *τὰ πολλὰ* malebat vLeeuwen (nunc Herwerdeno assentitur). Ingeniose Blass nec invito papyro proposuerat *σοφιζομένων* pro *ψηφιζομένων*, sic tamen non *ἀλλὰ* sed *καίπερ* fuisset dicendum.

COL. XXI.

XXI κυ □ □ ρωσιν τησ χειροτονιασ πρωτον μεν αγυρριοσ
οβολον επορισεν μετα δε τουτον ηρακλειδησ ο κλα
ω
ζομενιοσ ο βασιλευσ επικαλουμενοσ δη διβολον
ρ ω
παλιν δ αγυριοσ τριοβολον εχει δ η νυν καταστα
δε
σισ τησ πολειτειασ τον οβ τον τροπον μετεχουσιν
μεν τησ πολειτειασ οι εξ αμφοτερων γεγονοτεσ
αστων ενγραφονται δ εισ τουσ δημοτασ οκτω και
.ετη. ε ω
δεκαετεισ γεγονοτασ οταν δε γραφονται διαψη
φιζονται περι αυτων ομοσαντεσ οι δημοται
γεγονεναι
πρωτον μεν ει δοκουσι γεγονεναι την ηλικιαν
τ υ
την εκ του νομου καν μη δοξωσι απερχονται
παλιν εισ παιδα. .ευτερον δ ει ελευθεροσ εστι
και γεγονε κατα ...σ νομουσ οτι επιτ αν μεν
επιψηφισωνται μη ειναι ελευθερον ο μεν εφι
ησιν εισ το δικαστηριον οι δε δημοται κατηγορουσ
καν μεν
αιρουνται πεντε ...... εξ αυτων καν μεν μη δοξη
δικαιωσ εγγραφεσθαι πωλει τουτον η πολισ εαν
ν
δε νεικηση τοισ .ημοταισ επαναγκεσ ενγραφει
μετα δε ταυτα δ...μαζει τουσ ενγραφεντασ η
βουλη καν τισ δοξ. .εωτεροσ οκτω και δεκ ετων
μο
ειναι ζημιοι ..υσ δημοτασ τουσ ενγραψαντασ

1] duo foramina vitavit librarius.
3] δη litterae vitio positae et deinde deletae sunt.
5] οβ litterae deletae.
10 γεγονεναι] iteratae sunt litterae difformes, item in vs. 11, 16, 21, 22, 32, 34, 38,
13] deletum est οτι.
17 δικαιωσ] litterae και evanidae.
18 ενγραφει (ν suprascr.)] sic, non ενγραφεται (Kenyon), ms.

I τῆς χειροτονίας, πρῶτον μὲν Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον 2
Ἡρακλείδης ὁ Κλαζομένιος ὁ βασιλεὺς ἐπικαλούμενος διώβολον, πάλιν 3
δ' Ἀγύρριος τριώβολον.

---

42. ἔχει δ' ἡ νῦν κατάστασις τῆς πολιτείας τόνδε τὸν τρόπον. 5
μετέχουσι μὲν τῆς πολιτείας οἱ ἐξ ἀμφοτέρων γεγονότες ἀστῶν. 6
ἐγγράφονται δ' εἰς τοὺς δημότας ὀκτὼ καὶ δέκα ἔτη γεγονότες· ὅταν 8
t. R. δ' ἐγγράφωνται, διαψηφίζονται περὶ αὐτῶν ὀμόσαντες οἱ δημόται, 9
πρῶτον μὲν εἰ δοκοῦσι γεγονέναι τὴν ἡλικίαν τὴν ἐκ τοῦ νόμου, κἂν 10
μὴ δόξωσιν ἀπέρχονται πάλιν εἰς παῖδας· δεύτερον δ' εἰ ἐλεύθερός 12
ἐστι καὶ γέγονε κατὰ τοὺς νόμους. ἔπειτ' ἐὰν μὲν ἀποψηφίσωνται μὴ 13
εἶναι ἐλεύθερον, ὁ μὲν ἐφίησιν εἰς τὸ δικαστήριον, οἱ δὲ δημόται 15
κατηγόρους αἱροῦνται πέντε ἄνδρας ἐξ αὐτῶν· κἂν μὲν μὴ δόξῃ 16
δικαίως ἐγγράφεσθαι πωλεῖ τοῦτον ἡ πόλις, ἐὰν δὲ νικήσῃ τοῖς δημό- 17
ταις ἐπάναγκες ἐγγράφειν. μετὰ δὲ ταῦτα δοκιμάζει τοὺς ἐγγραφέντας ἡ 19
βουλή, κἂν τις δόξῃ νεώτερος ὀκτὼ καὶ δέκα ἐτῶν εἶναι ζημιοῖ τοὺς 20
δημότας τοὺς ἐγγράψαντας.

2] Agyrrhius, qui anno 389 strategus fuit, notus est ex Aristoph. Ecclesiazusis (vid. vs. 102, 183 300 cum schol.); de Heraclide Clazomenio cf. Plat. Ion. 541 *d* (Athen. XI 506 *a*), quos locos indicarunt Jackson et Immisch.

4] cum hoc loco conferenda sunt verba XXX[29], ubi cives tempore scriptoris *novenos* aut *senos* obolos singulis ecclesiis meruisse dicuntur. Quod si verum est, non liquet quando eo usque adauctum fuerit *τὸ ἐκκλησιαστικόν*.

8 *δ' ἐγγράφωνται*] Blass Wyse vHerwerden Naber Kontos.

12 *παῖδας, δεύτερον*] Kenyon.

13 *τοὺς*] Kenyon. || *ἐὰν*] *ἂν* ms.

14 *ἀποψ.*] Blass Wyse Kontos; cf. XXIX[40].

16 *ἄνδρας*] Kenyon.

17 *δικαίως*] vHerwerden *δικαίως ἂν* postulat (nondum enim inscribuntur), vLeeuwen eandem ob causam *δίκαιος*.

18 *δημόταις*] Kenyon. || *ἐγγράφειν*] Kenyon *ἐγγράφεται*, correxit vLeeuwen. Intelleg. *τοῖς δημόταις ἐπάναγκές ἐστιν αὐτὸν ἐγγράφειν*. Cf. XII[9].

19 *δοκιμάζει*] Kenyon.

20 *δόξῃ νεώτερος*] Kenyon.

21 *τοὺς*] Kenyon.

XXI

λεγε
επαν δε δοκιμα..ωσιν οι εφηβοι συνλεγεντεσ
ω
οι πατερεσ αυτον ..τα φυλασ ομοσαντεσ αιρουνται
τρεισ
εκ των φυλετων ..ν υ˥ τετταρακοτα ετη γεγονο
ω
των ουσ αν ηγοντ.. βελτιστουσ ειναι και επιτηδιο
μελεισθαι
τατουσ επιμελεσθαι των εφηβων εκ δε τουτων
ο δημοσ ενα τησ .υλησ εκαστησ χειροτονει
σω
σοφρονιστην και κο.μητην εκ των αλλων αθη
δ
ναιων επι παντασ ....λαβοντεσ ουτοι τουσ εφηβουσ
ε
πρωτον μεν τα ιερα περιηλθον ειτ ισ πιρα.. .ορευ
ονται και φρουρουσιν οι μεν την μουνυχιαν οι δε
κ′ αυ
την ακτην χειρο..... δε παιδοτρειβασ αυτοισ δυο
και διδασκαλουσ ......σ οπλομαχειν και τοξευ
α απαλτην δι
ειν και κοντιζειν ... καταν αφιεναι διδασκουσιν
διδωσι δε και εισ τρο... τοισ μεν σωφρονισταισ < α
εκαστωι τοισ δ εφηβοισ τετταρασ οβολουσ εκαστωι
τα δε των φυλετων ..ν αυτου λαμβανων ο σωφρο
ε πασιν
νιστησ εκαστοσ αγοραζει τα επιτηδια πασιν εισ το
κοινον συσσειτουσι γαρ κατα φυλασ και των αλλων
ε τον μεν
επιμεληται παντων και το μεν πρωτον ενιαυτον
ουτωσ διαγουσι τον δ υστερον εκκλησιασ εν τωι θεα
γιγ
τρωι γενομενησ απο   δειξαμενοι τωι δημωι

---

24 *τετταρακοτα*] sic ms.

28 *κο.μητην*] evanidae sunt, certae tamen, litterae *κο*; male Kenyon *επιμελητην*.

34 *καταν*] ultima littera deleta; superscriptum est *απαλτην*, id quod requirebat v… non recte Kenyon *καταπέλτην*.

36 *εκαστωι*] iota postmodo subiunctum (primo versus vocabulo).

40] litterae *το μεν* (an *τον μεν*?) deletae sunt.

41 *διαγουσι*] sic ms., sed littera *δ* partim evanuit. || *τωι*] iota postea additum.

42 *γενομενησ*] ita librarius; superscriptum esse videtur *γιγ*, sed non certae sun terae. || In medio versu maculam vitavit librarius.

XXI ἐπειδὰν δὲ δοκιμασθῶσιν οἱ ἔφηβοι, συλλεγέντες οἱ πατέρες αὐτῶν 22
κατὰ φυλὰς ὀμόσαντες αἱροῦνται τρεῖς ἐκ τῶν φυλετῶν τῶν ὑπὲρ 24
τετταράκοντα ἔτη γεγονότων, οὓς ἂν ἡγῶνται βελτίστους εἶναι καὶ ἐπιτη- 25
δειοτάτους ἐπιμελεῖσθαι τῶν ἐφήβων, ἐκ δὲ τούτων ὁ δῆμος ἕνα τῆς 26
φυλῆς ἑκάστης χειροτονεῖ σωφρονιστήν, καὶ κοσμητὴν ἐκ τῶν ἄλλων 28
Ἀθηναίων ἐπὶ πάντας· παραλαβόντες δ᾽ οὗτοι τοὺς ἐφήβους, πρῶτον 29
μὲν τὰ ἱερὰ περιῆλθον, εἶτ᾽ εἰς Πειραιᾶ πορεύονται, καὶ φρουροῦσιν 31
οἱ μὲν τὴν Μουνιχίαν οἱ δὲ τὴν Ἀκτήν. χειροτονεῖ δὲ καὶ παιδοτρίβας 32
αὐτοῖς δύο καὶ διδασκάλους, οἵτινες ὁπλομαχεῖν καὶ τοξεύειν καὶ ἀκον- 33
τίζειν καὶ καταπάλτην ἀφιέναι διδάξουσιν. δίδωσι δὲ καὶ εἰς τροφὴν 35
τοῖς μὲν σωφρονισταῖς δραχμὴν μίαν ἑκάστῳ, τοῖς δ᾽ ἐφήβοις τέτταρας 36
ὀβολοὺς ἑκάστῳ· τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρο- 37
νιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινόν (συσσιτοῦσι 38
γὰρ κατὰ φυλάς), καὶ τῶν ἄλλων ἐπιμελεῖται πάντων. καὶ τὸν μὲν 40
Arist. fr. 428 R. πρῶτον ἐνιαυτὸν οὕτω διάγουσι· τὸν δ᾽ ὕστερον, ἐκκλησίας ἐν τῷ 41
θεάτρῳ γενομένης, ἐπιδειξάμενοι τῷ δήμῳ τὰ περὶ τὰς τάξεις καὶ 42

---

22 ἐπειδὰν] vHerwerden. || δοκιμασθῶσιν] Kenyon.

23 κατὰ] Kontos, εἰς τὰς Kenyon, qui litteras στασ certas esse dicit, non recte, nam post τα non legitur σ in papyro, praecedens autem littera alpha, non sigma fuisse videtur.

24 τῶν] Kenyon.

25 ἡγῶνται] Kenyon.

28 κοσμητὴν] ἐπιμελητὴν Kenyon, correxit vLeeuwen.

29 πάντας· παραλαβόντες] vLeeuwen, cf. XXVI[5]; πάντα· συλλαβόντες Kenyon.

30—35] supplevit Kenyon.

30 περιῆλθον] aoristus quamquam eadem ratione alibi ab hoc scriptore adhibetur (vid. ultima verba operis), hoc tamen loco propter praesens subiunctum suspectum habet vLeeuwen.

33 καὶ διδασκάλους] vLeeuwen dubitat an sit emblema.

34 καταπάλτην] -πέλτην Kenyon, correxit vHerwerden. || διδάξουσιν] Rutherford vHerwerden.

36] post ὀβολοὺς vHerwerden deletum mavult ἑκάστῳ.

37 τῶν] Kenyon.

41 διάγουσι] Kenyon ἐξάγουσι (hinc διεξάγουσι Blass Hude, ἐξασκοῦσι Wyse), sed διάγουσι est in papyro; correxerunt vLeeuwen Kontos.

42 γενομένης] γινομένης Kenyon cum correctore, non recte; emendavit Blass coll. Harpocr. s. v. περίπολος (fr. Arist. 428 R.), item Hude. — Harpocrationem l. l. errasse in Aristotelis verbis interpretandis, sine causa dicit Kenyon. || ἐπιδειξάμενοι] vHerwerden.

COL. XXII.

XXII τα περι τασ □ ταξεισ και λαβοντεσ ασπιδα και δορυ
παρα τ' πο^λ □ περιπολουσι την χωρ̀ και διατρει
βουσιν εν .οισ φυλακτηριοισ φρουρουσι δε τα
α
δυο ετη χλαμυδασ εχοντεσ και ατελεισ εισι παν
ο ν
των και δι..ν ουτ. ..δωασιν ουτε λαμβανουσι
ινα μη πρα..ασι σ...ιγειεν .. πρην περι κληρου
και επικλη... καaν τ.νι κατα το γενοσ ιεροσυνη
γενηται διε..λθοντων δε των δυειν ετων
ηδη μετα τ.. αλλων εισιν τα μεν ουν περι την
σ ουσ
των πολι^τ ενγραφην και τουε εφη^β τουτον εχει τὸν
ν κ-λι
τρο^⌝ τασ δ αρχασ τασ περι τησ ενκυκλησειον διοι
π
κησιν απασασ ποιουσι πληρωτασ πλην ταμιου
στρατιωτικων κ̔ τ των επι το θεωρικον κ̔ τ του
επιμελητου ν
των κρηνων επιμελητ^ο ταυτασ δε χειροτονουσι
και οι χειροτονηθεντεσ αρχουσιν εκ παναθηναι
πα αι
ων εισ παναθηναια χειροτονουσι δε και τασ προσ
β κ ‾ ‾
τον πολεμον απασασ βουλη δε κληρουται φ ν
ν
απο φυλησ εκαστησ πρυτανευει δ εν μερει των

---

1 sq.] foramen vitavit librarius. || *δορυ*] fuit *δορῦ*, deinde deleta sunt punct-

2 *τ' πο^λ*] notae memoratu dignae, cum alias vocabula plene perscribere librarius; nota autem qua *τῆς* h. l. indicata est consimilis est signo quod in minuscula inde a saeculo fere X° est vulgatissimum.

4 *χλαμυδασ*] iterata est littera paenultima; cf. vs. 12, 14, 16, 17, 20, 21, 24, 2

6 *σ...ιγειεν*] videtur sequi *τι*. || *πρην*] in *λ* mutata est littera *ρ*.

7 *καaν*] deleta est prior littera alpha.

8 *διε..λθοντων*] videtur extare *διε.ελθοντων*, sed fieri potest ut librarius vitiosu- locum calamo praeterierit et *διε-λθοντων* igitur scripserit.

10 *πολι^τ* et *εφη^β* librarius, posterius autem vocabulum postea est expletum.

11 *ενκυκλησειον*] deletae (neque plane certae) sunt litterae *λησει*.

13 *το θεωρικον*] sic, non *των -κων* (Kenyon) librarius.

II λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τῆς πόλεως, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις.

φρουροῦσι δὲ τὰ δύο ἔτη χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· καὶ δίκην οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πράγμασι συμμιγνύωνται, πλὴν περὶ κλήρου καὶ ἐπικλήρου, κἄν τινι κατὰ τὸ γένος ἱερωσύνη γένηται. διελθόντων δὲ τῶν δυεῖν ἐτῶν ἤδη μετὰ τῶν ἄλλων εἰσίν. τὰ μὲν οὖν περὶ τὴν τῶν πολιτῶν ἐγγραφὴν καὶ τοὺς ἐφήβους τοῦτον ἔχει τὸν τρόπον.

43. τὰς δ' ἀρχὰς τὰς περὶ τὴν ἐγκύκλιον διοίκησιν ἁπάσας ποιοῦσι κληρωτάς, πλὴν ταμίου στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν καὶ τοῦ τῶν κοινῶν ἐπιμελητοῦ· ταύτας δὲ χειροτονοῦσιν, καὶ οἱ χειροτονηθέντες ἄρχουσιν ἐκ Παναθηναίων εἰς Παναθήναια. χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἁπάσας.

βουλὴ δὲ κληροῦται πεντακόσιοι, πεντήκοντα ἀπὸ φυλῆς ἑκάστης.

---

3 τοῖς] Kenyon.

5 δίκην οὔτε διδόασιν] Kenyon.

6 πράγμασι] Kenyon. || συμμιγνύωνται] Jos. Mayor Hude; Kenyon dedit συμμιγεῖέν τι, Rutherford συγγίνωνται coniecit, vHerwerden dubitanter ὁμιλῶσι, quoniam συμμίγνυσθαι ita adhiberi non solet.

7 ἐπικλήρου — τινι — ἱερωσύνη] Kenyon.

8 διελθόντων] vLeeuwen, διεξελθόντων Kenyon (fortasse cum papyro). Cf. I^{41}.

9 τῶν] Kenyon.

12 κληρωτάς] Kenyon. || ταμίου στρατιωτικῶν] τοῦ τ. σ. Richards; sic tamen τοῦ τ. τῶν σ. praeferendum videtur.

13 τῶν] vix cernitur in ms., sed non legendum esse τοῦ docet XXV^{11}. || τὸ θεωρικὸν] Kenyon per errorem τῶν θεωρικῶν, correxit Wyse.

14 κοινῶν] Headlam. Vocatur igitur h. l. ἐπιμελητὴς τῶν κοινῶν magistratus ille qui ὁ ἐπὶ τῇ διοικήσει dictus est inde ab anno fere 300, fortasse etiam prius (cf. Gilbert Antiq. Gr. I p. 231 sqq.). Gravissimi huius muneris nullam a nostro scriptore mentionem esse iniectam vix est credibile; nec magis credibile est fontium curatorem (de quo cf. Aristot. Politic. VII 5 § 3 Plutarch. Themist. 31, quos locos Headlam et Kenyon indicarunt) inter magistratus qui in comitiis creentur recenseri. Ceterum ταμίας potius τῶν κοινῶν quam ἐπιμελητὴς dici debuerat; ecquid delenda est vox ἐπιμελητοῦ?

XXII

φυλων εκαστη καθ .τι αν λαχωσιν αι μεν πρω
τετταρεσ εξ
ται τετταρεσ ϛ̄ και λ̄ ημερασ εκαστη αι δ ϛ̄ αι
ε ασ
υστεραι πεντε και λ̄ ημερ εκαστη κατα σελη
νην γαρ αγουσιν το. .νιαυτον οι δε πρυτανευ
οντεσ αυτων πρωτ.ν μεν συσ..τουσιν εν τη
ον πολεωσ
θολωι λαμβανοντεσ αργυρια παρα τησ πολεωσ
ον
επειτα συναγουσιν εισ την βουλην και τον δημ
την μεν ουν βουλην οσαι ημεραι πλην .ναν τισ
τετρακισ
αφεσιμοσ ηι τον δε δημον εκαστησ τησ πρυτα
ν
νειασ εκαστησ και οσ. δει χρηματιζει την βουλη
και ο τι
και ο τι εν εκαστηι τη ημερα κ˥ ο τι ου καθ..ει ουτοι
προ
προγραφουσι δε προγραφουσι δε κ˥ τασ εκκλησιασ
επι ει ν
ουτοι μιαν μεν κυριαν εν η δει τασ αρχασ χειροτονει
αρ
ει δοκουσι καλωσ εχειν και περι σειτου και περι φυλα
ασ
κησ τησ χωρ χρηματιζειν κ˥ τασ εισαγγελιασ
εν ταυτη τη ημερα τουσ βουλομενουσ ποιεισθαι
γι
και τασ απογραφ˥ των δημευομενων μη αναγει
ξεισ
νωσκειν κ˥ τασ ληξεισ των κληρων κ˥ των επι
γι
κληρων αναγεινωσκειν ...σ μηδενα λαθην μη
δεν ερημον γενομενον ε.. .. τησ εκτησ πρυτανειασ
προσ τοισ ηρημενοισ κ˥ περι τησ οστρακοφοριασ
και
επιχειροτονιαν διδοασιν ει δοκει ποιειν η μη δε συν

---

26 .ναν] sitne εναν an ηναν in ms. (vitiosum utrumvis) incertum est.
27 ηι] prius ην fuisse videtur. || εκαστησ] deletum.
29 εκαστηι] iota postea adiectum. || ο τι ου καθ ..ει] certae non sunt litterae ει (αι?); ante ει videtur scripta esse littera ζ aut υ.
30] prior particula δε deleta est.
35 μη] deletum, item vs. 37 verbi λαθην littera ultima.
40 δε] deletum. || συν] deleta est littera ν.

XXII Arist. fr. 393 R. πρυτανεύει δ' ἐν μέρει τῶν φυλῶν ἑκάστη καθ' ὅ τι ἂν λάχωσιν, αἱ μὲν 19
πρῶται τέτταρες ἓξ καὶ τριάκοντα ἡμέρας ἑκάστη, αἱ δ' ἓξ αἱ ὕστεραι 20
πέντε καὶ τριάκοντα ἡμέρας ἑκάστη· κατὰ σελήνην γὰρ ἄγουσι τὸν 22
ἐνιαυτόν. οἱ δὲ πρυτανεύοντες αὐτῶν πρῶτον μὲν συσσιτοῦσιν ἐν τῇ 23
θόλῳ, λαμβάνοντες ἀργύριον παρὰ τῆς πόλεως, ἔπειτα συνάγουσι τὴν 24
Arist. fr. 394 et 395 R. βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὅσαι ἡμέραι, πλὴν ἐάν τις 26
ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης· καὶ ὅσα 27
δεῖ χρηματίζειν τὴν βουλήν, καὶ ὅ τι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ, καὶ ὅ τι 29
οὐ καθ..ει οὗτοι προγράφουσι. 30

Arist. fr. 395 et 396 R. προγράφουσι δὲ καὶ τὰς ἐκκλησίας οὗτοι, μίαν μὲν κυρίαν, ἐν ᾗ 31
δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου 32
καὶ περὶ φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ 33
τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευο- 35
μένων ἀναγιγνώσκειν, καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων 36
ἀναγιγνώσκειν, ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον. ἐπὶ δὲ 38
τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας 39
ἐπιχειροτονίαν διδόασιν εἰ δοκεῖ ποιεῖν ἢ μή, καὶ συκοφαντῶν προ- 40

---

21 *κατὰ — ἐνιαυτόν*] haec verba spuria esse suspicatur vHerwerden; legit iam schol. Plat. Leg. p. 459.

22 *τὸν ἐνιαυτόν*] Kenyon.

23 *πρῶτον* et *συσσιτοῦσιν*] Kenyon. — Ceterum *πρῶτον* et *ἔπειτα* de diei divisione accipi vix possunt, nam diei initio, ante prandium, senatus et comitia haberi solebant; vertendum videtur: *de prytanibus observare habeo primo…, deinde* etc.

25] *εἰς* post *συνάγουσιν* delerunt Jos. Mayor Wyse Kontos Keil Poland.

26 *οὖν*] ante *βουλὴν* delevimus; omitti hanc particulam ab Harpocratione (Arist. fr. 395 R.) observavit Kenyon. || *ὅσαι ἡμέραι*] Kenyon *ὁσημέραι*, sed lectionem manuscripti iure tuentur John Mayor Hude. || *ἐὰν*] Kenyon.

28 *ὅσα* et *χρηματίζειν*] Kenyon.

29 *οὐ καθ..ει*] verba depravata; Kenyon *οὐ καθήκει*, ipse hanc lectionem addubitans; Hude coniecit *καθότι οὐ καθέστηκεν* (*quoad non tralaticium est*). Verbum *καθίζει* hic latitare suspicatur vHerwerden, *ἐν ἑκάστῃ τῇ ἡμέρᾳ καθ' ἣν οὖν καθίζει* coniciens.

34 *ἐν ταύτῃ τῇ ἡμέρᾳ*] haec verba, quae sententiae decursum impediunt, melius abessent.

37 *ἀναγιγνώσκειν*] delet Gennadios. || *ὅπως*] Kenyon.

38 *ἐπὶ δὲ*] Kenyon. — Ceterum notatu est dignissimum, absurde hic de ostracismo ita sermonem fieri quasi etiam post Euclidem viguerit hoc institutum.

39 *εἰρημένοις*] Kenyon.

XXII κοφαντων προβολασ των αθηναιων κ̔ των μετοικων
μεχρι τριων εκατερ.ν … ..σ υποσχομενοσ τι μη
τι μη ι ει
ποιησῃ τω δημωι ετερα . …. …. ϊκετηριαισ εν η θησ
ου βουλομενοσ ϊκετηριαν . ων αν βουληται

COL. XXIII.

και
XXIII κ̔ ιδιων κ̔ δημοσιων διαδεξεται προσ τον δημον
αι ο ω ν
η δε δυω περι των αλλον ειδιν εν αισ κελευουσι
νομοι .α.
οι μενμοι τρια μεν ιερων χρηματιζειν τρισι δε
.συρακοσιων —
κηρυξιν κ̔ πρεσβειαισ τρια δε οσιων χρηματιζου
προ
σιν δ ενιοτε κ̔ ανευ προχειροτονειασ εισερχον
τοισ
ται δε κ̔ οι κηρυκεσ κ̔ οι πρεσβεισ τοισ πρυτα
νεσιν πρωτον κ̔ οι τασ επιστολασ φεροντεσ του του
ο
τοισ αποδιδωασι εστι δ επιστατησ των πρυτανεων
τει
εισ ο λαχων ουτοσ δ επιστατει νυκτα κ̔ ημεραν
κ̔ ουκ εστιν ουτε πλειω χρονον ουτε δισ τον
το κ
αυτον γενεσθαι τηρει δ ουτοσ τασ τε κλησ τασ
των ιερων εν οισ τα χρηματ εστιν κ̔ γραμματα
τη πολει κ̔ την δημοσιαν σφραγειδα κ̔ μενειν
ωι
αναγκ̔ον εν τη θολωι τουτον εστιν κ̔ τριτ
τυν των πρυτανεων ην αν ουτοσ κελευη κ̔ ε πει
πειδαν συναγαγωσιν οι πρυτανεισ την βουλην
η τον δημον ουτοσ κληροι προεδρουσ εννεα

---

42 *εκατερ.ν*] paenultima littera videtur esse *α*, ultima clare cernitur. Kenyon *ἐκα*
τι μη] deleta et sequentis versus initio a correctore denuo scripta.

44] inter *ϊκετηριαν* et *ων* charta capit unam litteram aut duas; non *περι* igitur sed signum quo manus tertia praepositionem *ὑπέρ* indicat (cf. XXI[24] XXIII[22]).

1 *και*] iteratum. Idem usu venit vs. 6, 7, 9, 11, 14, 24, 28, 29, 30, 33, 38, 44.

7 *του*] delevit et rescripsit corrector. Idem vs. 16 delevit *πει* et versui 15 addid

XXII *βολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μέχρι τριῶν ἑκατέρων, κἄν τις* 42
ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ. ἑτέρα δ' ἐστὶ ταῖς ἱκετηρίαις, ἐν ᾗ 43
XXIII *θεὶς ὁ βουλόμενος ἱκετηρίαν ὑπὲρ ὧν ἂν βούληται καὶ ἰδίων καὶ* 44
δημοσίων διαλέγεται πρὸς τὸν δῆμον. αἱ δὲ δύο περὶ τῶν ἄλλων 2
εἰσίν, ἐν αἷς κελεύουσιν οἱ νόμοι τρία μὲν ἱερῶν χρηματίζειν, τρία 3
δὲ κήρυξι καὶ πρεσβείαις, τρία δ' ὁσίων. χρηματίζουσι δ' ἐνίοτε 4
καὶ ἄνευ προχειροτονίας. προσέρχονται δὲ καὶ οἱ κήρυκες καὶ οἱ 6
πρέσβεις τοῖς πρυτάνεσι πρῶτον, καὶ οἱ τὰς ἐπιστολὰς φέροντες τούτοις 7
ἀποδιδόασιν.

Arist. fr. 397 et 398 R.

44. *ἔστι δ' ἐπιστάτης τῶν πρυτάνεων εἷς ὁ λαχών· οὗτος δ' ἐπι-* 9
στατεῖ νύκτα καὶ ἡμέραν, καὶ οὐκ ἔστι πλείω χρόνον οὔτε δὶς τὸν 10
αὐτὸν γενέσθαι. τηρεῖ δ' οὗτος τάς τε κλῆς τὰς τῶν ἱερῶν ἐν οἷς τὰ 11
χρήματ' ἐστὶ καὶ τὰ γράμματα τῇ πόλει, καὶ τὴν δημοσίαν σφραγῖδα· 13
καὶ μένειν ἀναγκαῖον ἐν τῇ θόλῳ τοῦτόν ἐστιν καὶ τριττὺν τῶν πρυτά- 14
νεων ἣν ἂν οὗτος κελεύῃ. καὶ ἐπειδὰν συναγάγωσιν οἱ πρυτάνεις τὴν 16
βουλὴν ἢ τὸν δῆμον, οὗτος κληροῖ προέδρους ἐννέα, ἕνα ἐκ τῆς φυλῆς 17

---

42 *ἑκατέρων*] Kenyon. || *κἄν*] Blass Fraenkel, *ἐάν* Kenyon. || *τις*] Kenyon.

43 *ἑτέρα δ' ἐστὶ*] vHerwerden, *ἑτέραν δὲ* Kenyon (certa haec esse putans), non recte, nam dura est verbi post tantum intervallum omissio. Coniecit vHerwerden praeterea *ἑτέραν δὲ προγράφουσιν ἱκετηρίαις.* || *ταῖς*] Kenyon.

44 *ὁ*] Kenyon. || *ὑπὲρ*] vLeeuwen, *περὶ* Kontos Gertz.

1 *διαλέγεται*] vLeeuwen, *διαλέξεται* Kenyon.

3 *ἱερῶν*] *περὶ ἱερῶν* expectaveris, item vs. 4 *περὶ ὁσίων*, sed cf. XII[42].

4 *τρία δ' ὁσίων*] haec verba post *χρηματίζειν* collocat vHerwerden, favente quodammodo Polluce VIII 96; vid. tamen supra XII[42]. — Quod superscriptum est in papyro *συρακοσιων*, non ex scholio aliquo desumtum est sed lectio absurda, ex litteris *ΤΡ . Α . ΟΣΙΩΝ* male suppletis nata, ut bene perspexit Kenyon.

11 *κλῆς τὰς*] *κλῆδας* coniecit Gertz.

12 *τὰ*] ante *γράμματα* addidit vHerwerden.

17] in singulas prytanias designatos esse proedros, ex his verbis perperam effecit Harpocration (Arist. fr. 398 R.); singulis conventibus senatus vel ecclesiis novos proedros sorte indicari dicit scriptor.

XXIII

ενα εκ τησ φυλησ καστησ πληρ τησ πρυτανευ
ουσησ κ' παλιν εκ τουτων επιστατην ενα κ'
ο
παραδιδωσι το προγραμμα .υτοισ οι δε παρα
σ
λαβοντεσ τησ τ ευκοσμιαν επιμελουνται κ'
.δει κ'.
υ' ων δει χρηματιζειν προτιθεασιν κ' τασ χει
ρ
ροτονιασ κρεινουσιν κ' τα αλλα παντα διοικουσιν
η
κ' του τ αφειναι κυριοι εισιν κ' επιστατησαι μεν
ουκ εξεστιν πλειον η απαξ εν τωι προ ενιαυτωι προ
εδρευειν δ εξεστιν απαξ επι τησ πρυτανειασ
εκαστησ ποιουσι δε κ' δεκαρχαιρεσιασ στρατη
αλλω
γων κ' ιππαρχων κ' των αλλων των προσ τον πολε
αν
μον αρχων εν τη εκκλησια καθ ο τι αν τωι δημωι
δ — υ
δοκη ποιουσι οι μετα τα την ς πρυτανευοντεσ
.ι.
εφ ων αν ευσημεια γ^ε νηται δει δε προβουλευ
μα γενεσθαι κ' περι τουτων η δε βουλη προτερον
σαι
μεν ην κυρια κ' χρημασιν ζημιωσαι κ' δησαι
κ' αποκτειναι κ' λυσιμαχον αυτησ αγαγουσησ ωσ
τον δημιον καθημενον ηδη μελλοντα αποθνησ
κειν ευμηλειδησ ο αλωπεθηκεν αφειλετο ου φασ
κων δειν ανευ δικαστηριου γνωσεωσ ουδενα των
η
πολειτων αποθνησκειν κ' κρισεωσ εν δικαστηριωι
γενομενησ ο μεν λυσιμαχοσ απεφυγεν κ' επωνυ
ι
μαν εσχεν ο απο του τυπανου ο δε δημοσ αφειλετο

20 .υτοισ] librarius αυτοισ an τουτοισ dederit ambigimus.
25 τωι et ενιαυτωι] utrumque iota postmodo additum, deletum autem post τω(ι)
29 τωι δημωι] utrumque iota postea insertum.
31 γ^ε νηται] maculam vitavit librarius.
40 εσχεν] sic, non ειχεν (Kenyon) papyrus.

ἑκάστης πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα, 19
καὶ παραδίδωσι τὸ πρόγραμμα αὐτοῖς· οἱ δὲ παραλαβόντες τῆς τ' 20
εὐκοσμίας ἐπιμελοῦνται, καὶ ὑπὲρ ὧν δεῖ χρηματίζειν προτιθέασιν, καὶ 22
τὰς χειροτονίας κρίνουσιν, καὶ τὰ ἄλλα πάντα διοικοῦσιν· καὶ τοῦ τὴν 23
ἐκκλησίαν ἀφεῖναι κύριοί εἰσιν. καὶ ἐπιστατῆσαι μὲν οὐκ ἔξεστι πλέον 25
ἢ ἅπαξ ἐν τῷ ἐνιαυτῷ, προεδρεύειν δ' ἔξεστιν ἅπαξ ἐπὶ τῆς πρυτα- 26
νείας ἑκάστης. 27

ποιοῦσι δὲ καὶ ἀρχαιρεσίας στρατηγῶν καὶ ἱππάρχων καὶ τῶν ἄλλων 28
τῶν πρὸς τὸν πόλεμον ἀρχῶν ἐν τῇ ἐκκλησίᾳ, καθ' ὅ τι ἂν τῷ δήμῳ 29
δοκῇ· ποιοῦσι δ' οἱ μετὰ τὴν ἕκτην πρυτανεύοντες ἐφ' ὧν ἂν εὐσημία 30
γένηται. δεῖ δὲ προβούλευμα γενέσθαι καὶ περὶ τούτων. 32

45. ἡ δὲ βουλὴ πρότερον μὲν ἦν κυρία καὶ χρήμασι ζημιῶσαι καὶ 33
δῆσαι καὶ ἀποκτεῖναι. καὶ Λυσίμαχον αὐτῆς ἀγαγούσης ὡς τὸν δήμιον 34
καθήμενον ἤδη μέλλοντα ἀποθνήσκειν Εὐμηλίδης ὁ Ἀλωπεκῆθεν ἀφεί- 36
λετο, οὐ φάσκων δεῖν ἄνευ δικαστηρίου γνώσεως οὐδένα τῶν πολιτῶν 37
ἀποθνήσκειν· καὶ κρίσεως ἐν δικαστηρίῳ γενομένης ὁ μὲν Λυσίμαχος 39
ἀπέφυγε καὶ ἐπωνυμίαν ἔσχεν „ὁ ἀπὸ τοῦ τυπάνου,“ ὁ δὲ δῆμος 40

---

20 *αὐτοῖς*] Kenyon.

24 *τὴν ἐκκλησίαν*] ita scripsit Rutherford pro *τ'*; vHerwerden *τὸν δῆμον* coniecerat, Blass Richards particulam delent, in *δ'* mutat Hude.

26 *ἔξεστιν*] damnat Gennadios.

27 *ἀρχαιρεσίας*] vLeeuwen Sandys Blass Fraenkel.

30] ineunte igitur vere creabantur strategi ceterique magistratus qui exercitui et classi praeerant, nisi quid intercederet. Cf. Mueller Struebing Aristoph. u. die hist. Kritik p. 484 sqq. || *μετὰ*] quod in ms. sequitur *τα* delevit Kenyon.

33] vocem *χρήμασι* h. l. et vs. 41 additam non plane carere suspicione, verbum enim *ζημιοῦν* apud hunc scriptorem, nisi quid accedat, significare *pecunia multare*, in ipsis autem legis verbis (vs. 43) vocabulum omissum esse, observat vHerwerden, nihil tamen mutans.

34] Lysimachus hic quis fuerit quove tempore vixerit ignoratur. Si ad tempus quod fuit post Euclidem haec pertinent, id quod coll. XX[39] vero simile videtur, non potest intellegi Aristidis filius nequam, de quo cf. Plat. Menon. 94*a*. Kenyon suspicatur Lysimachum illum significari, qui sub triginta virorum dominatione hipparchus fuit (Xen. Hell. II 4 § 8). || *ἀγαγούσης ὡς τὸν δήμιον*] i. e. *cum abduci iussisset*. Usitatius esse *παραδούσης τῷ δημίῳ* observat vHerwerden.

35 *καθήμενον*] *καταδεδεμένον* Jos. Mayor, qui praeterea additum mavult *καί*. Videtur tamen defendi posse vulgata.

36 *Ἀλωπεκῆθεν*] Kenyon.

40 *ἔσχεν*] *εἶχεν* Kenyon; correxit Blass. || *τυπάνου*] an *τυμπάνου*?

XXIII τησ βουλησ το θανατουν κ) δειν κ' χρημασι ζημι
ουν κ) νομον εθετο αν τινοσ αδικειν η βουλη
καταγνω η ζημιωση τασ καταγνωσεισ κ) τασ επι
σει
ζημιωσεισ εισαγειν τουσ θεσμοθετασ εισ το δικασ
τηριον κ) ο τι αν οι δικασται ψηφισωνται τουτο κυ
..ον ειναι κρεινει δε

COL. XXIV.

XXIV τασ αρχασ η βουλη τασ πλειστασ μαλιστα οσαι χρηματα
διαχειριζουσιν ου κυρια δ η κρισισ αλλ ε..φεσιμοσ εισ το
δικαστηριον εξεστι δε κ) τοισ ιδιωταισ εισαγγελλειν
ην αν βουλωνται των αρχων μη χρησθαι τοισ νο
μοισ εφεσισ δε και τουτοισ εστιν εισ το δικαστηριον
εαν αυτων η βουλη καταγνω δοκιμαζει δε κ) τουσ
ν ε ο α
βουλευτασ τουσ τον υστεροσ νιαυτον βουλευσωντεσ
κ) τουσ εννεα αρχοντασ κ) προτερον μεν ην αποδο
κιμασαι κυρια νυν δε τουτοισ εφεσισ εστιν εισ το δι
ω
καστηριον τουτον μεν ουν ακυροσ εστιν η βουλη προ
βουλευει δ εισ τον δημον κ) ουκ εξεστιν ουδεν απρο
μς
βουλευτον ουδ ο τι αν προγραφωσιν οι πρυτανεισ ψη
φισασθαι τω δημω κατ αυτα γαρ ταυτα ενοχοσ εστιν
ο νικησασ γραφη παρανομων επιμελειται δε κ) των
πεποιημενων τριηρων κ) των σκευων κ) των νεωσοι

41 κ] sic manus tertia hoc uno loco.
2 ε..φεσιμοσ] duae aut tres litterae ([illegible] aut [illegible]?) interciderunt.
4 ην] post hoc vocabulum librarius commaculatum locum calamo praeteriit.
5 [illegible]] dubitamus an [illegible] dederit librarius per errorem.
12 [illegible]] [illegible] in ms. esse putat Kenyon, specie deceptus (cf. litterarum [illegible]
in praecedentis versus primo vocabulo).

I ἀφεῖλετο τῆς βουλῆς τὸ θανατοῦν καὶ δεῖν καὶ χρήμασι ζημιοῦν, καὶ 41
νόμον ἔθετο ἐάν τινος ἀδικεῖν ἡ βουλὴ καταγνῷ ἢ ζημιώσῃ, 43
τὰς καταγνώσεις καὶ τὰς ζημιώσεις εἰσάγειν τοὺς 44
θεσμοθέτας εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν οἱ δικασταὶ 45
ψηφίσωνται τοῦτο κύριον εἶναι. 46

κρίνει δὲ τὰς ἀρχὰς ἡ βουλὴ τὰς πλείστας, μάλισθ' ὅσαι χρήματα 1
διαχειρίζουσιν· οὐ κυρία δ' ἡ κρίσις, ἀλλ' ἔτ' ἐφέσιμος εἰς τὸ δικαστήριον. 2
ἔξεστι δὲ καὶ τοῖς ἰδιώταις εἰσαγγέλλειν ἣν ἂν βούλωνται τῶν ἀρχῶν 4
μὴ χρῆσθαι τοῖς νόμοις· ἔφεσις δὲ καὶ τούτοις ἐστὶν εἰς τὸ δικασ- 5
τήριον ἐὰν αὐτῶν ἡ βουλὴ καταγνῷ. 6

δοκιμάζει δὲ καὶ τοὺς βουλευτὰς τοὺς τὸν ὕστερον ἐνιαυτὸν 7
βουλεύσοντας καὶ τοὺς ἐννέα ἄρχοντας. καὶ πρότερον μὲν ἦν ἀποδο- 8
κιμάσαι κυρία, νῦν δὲ τούτοις ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον. 9

τούτων μὲν οὖν ἄκυρός ἐστιν ἡ βουλή. προβουλεύει δ' εἰς τὸν 11
δῆμον, καὶ οὐκ ἔξεστιν οὐδὲν ἀπροβούλευτον οὐδ' ὅ τι ἂν μὴ προγρά- 12
ψωσιν οἱ πρυτάνεις ψηφίσασθαι τῷ δήμῳ· κατὰ γὰρ ταῦτα ἔνοχός 13
ἐστιν ὁ νικήσας γραφῇ παρανόμων. 14

46. ἐπιμελεῖται δέ καὶ τῶν πεποιημένων τριήρων καὶ τῶν σκευῶν 15

---

42 *ἐάν*] Fraenkel.
43 *ζημιώσεις*] Wyse vHerwerden.
46 *κύριον*] Kenyon.
1 *μάλισθ'*] *μάλιστα δ'* mavult Richards.
2 *ἔτ'*] vLeeuwen, om. Kenyon.
4 *βούλωνται*] *ἡγῶνται* Kontos.
13 *κατὰ*] Kontos pro *κατ' αὐτὰ* (*κατα* in *κ'αυτα* abiisse videtur).

                              και
XXIV κων κ˥ ποιειται κ˥νασ δε τριηρεισ η τετρηρεισ
                              δη
οποτερασ αν ο νομοσ χειροτονηση κ˥ σκευη ταυταισ
κ˥ νεωσοικουσ χειροτονει δ αρχιτεκτονασ ο δημοσ
                                        σ
επι τασ ναυσ αν δε μη παραδωσιν εξιργαρμενα ταυτα
                                        λ
τηι νεαι βουληι την δωρεαν ουκ εστιν αυτοισ αβειν ε
πι γαρ τησ υστερον βουλησ λαμβανουσιν

COL. XXV.

γ τομοσ

XXV ποιειται δʹ τασ τριηρεισ δεκα ανδρασ εξ .... ελομʹη τριηροποιουσ
εξεταζει δʹ κʹ τα οικοδομηματα τα δ...σια παντα καν τισ αδικειν
κειν αυτηι δοξηι τωι τε δημωι τουτον ..οφαινει και κ̀ γνουσα π̀
διδωσι δικαστηριωι συνδιοικει δʹ κʹ ταισ αλλ... αρχαισ τα πλειστα πρω
                                                   κ
τον μʹ γʹ οι ταμιαι τ̓ αθηνασ // μʹ δεκα .... .εισ εν τ̓ φυλησ εκ πεν
ταkοσιομεδιμν^{ω} κ̀ τον σολωνοσ νομ.. ...... .ομ^{ο} κυριοσ / αρχει δ ο λα
χων καν πανυ πενησ ηι παραλαμβανου.. δʹ το τε αγαλμα τ̓ αθηνασ κʹ
τασ νικασ κʹ τον αλλον κοσμον κʹ τα .... εναντιον τ̓ βου^{λ} επειθ οι
πωληται ῑ μʹ // κληρουται δ εισ εκ τ̓ ....σθουσι δʹ τα μισθωματα
παντα κʹ τα μεταλλα πωλουσι και τα τε.. . του ταμιου τʹ στρατιωτικων
κʹ τʹ επι το θεωρικον ηιρημʹων εναντ... . ...ακυρουσιν οτωι αν η βουλη
                                                   η
χειροτονηση και τα πραθεντα .... ει εργασιμα τα εισ τρια ε

---

16 κ˥νασ] post hanc vocem librarius maculam vitavit.
20 τηι νεαι] utrumque iota postmodo insertum.
21] librarius tertius hic scribendi finem fecit in sententiae exitu, et vacuum rel spatium quod in hoc versu et in reliqua pagina supererat. Hinc satis apparet, cun huc pervenisset, interim a quarto librario sequentia fuisse exarata.
1] incipit hinc manus quarta, quae usque ad finem paginae XXX opus deduxit tota igitur perscripsit illam partem operis, quam vocat τόμον Γ in huius paginae introit initium paginarum I et XII).
2 αδικειν] deletae sunt litterae κειν.
6 /] vix cernitur.
12 πραθεντα] litterae τα vix cernuntur. || ει] non plane certum.

V καὶ τῶν νεωσοίκων, καὶ ποιεῖται καινὰς τριήρεις ἢ τετρήρεις, ὁποτέρας 16
ἂν ὁ δῆμος χειροτονήσῃ, καὶ σκεύη ταύταις καὶ νεωσοίκους· χειροτονεῖ 18
δ' ἀρχιτέκτονας ὁ δῆμος ἐπὶ τὰς ναῦς. ἐὰν δὲ μὴ παραδῶσιν ἐξειργασ- 19
μένα ταῦτα τῇ νέᾳ βουλῇ, τὴν δωρεὰν οὐκ ἔστιν αὐτοῖς λαβεῖν· ἐπὶ 20
V γὰρ τῆς ὕστερον βουλῆς λαμβάνουσιν. ποιεῖται δὲ τὰς τριήρεις, δέκα 1
ἄνδρας ἐξ ἁπάντων ἑλομένη τριηροποιούς.

ἐξετάζει δὲ καὶ τὰ οἰκοδομήματα τὰ δημόσια πάντα, κἄν τις ἀδικεῖν 2
αὐτῇ δόξῃ, τῷ τε δήμῳ τοῦτον ἀποφαίνει καὶ καταγνοῦσα παραδίδωσι 3
τῷ δικαστηρίῳ.

47. συνδιοικεῖ δὲ καὶ ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖστα.

πρῶτον μὲν γὰρ οἱ ταμίαι τῆς Ἀθηνᾶς εἰσι μὲν δέκα, κληροῦται δ' 5
εἷς ἐκ τῆς φυλῆς, ἐκ πεντακοσιομεδίμνων κατὰ τὸν Σόλωνος νόμον — 6
ἔτι γὰρ ὁ νόμος κύριός ἐστιν —, ἄρχει δ' ὁ λαχών, κἂν πάνυ πένης ᾖ. 7
t. παραλαμβάνουσι δὲ τό τ' ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ 8
B. τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς.

t. ἔπειθ' οἱ πωληταὶ δέκα μέν εἰσι, κληροῦται δ' εἷς ἐκ τῆς φυλῆς. 9
B. μισθοῦσι δὲ τὰ μισθώματα πάντα, καὶ τὰ μέταλλα πωλοῦσι, καὶ τὰ 10
τέλη μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν 11
ᾑρημένων ἐναντίον τῆς βουλῆς κατακυροῦσιν ὅτῳ ἂν ἡ βουλὴ χειρο- 12
τονήσῃ· καὶ τὰ πραθέντα ....ει ἐργάσιμα, τὰ εἰς τρία ἔτη πεπρα- 13

16] δὲ post καινὰς delevit Kenyon; servari posset verbis ita ordinatis: καὶ καινὰς δὲ τ. ἢ τ. ποιεῖται. || τριήρεις ἢ τετρήρεις] quadriremes in inscriptionibus anni 330/329 primum commemorantur, inde ab anno 326/325 autem etiam quinquiremes fiebant (vid. CIA. II 807—809). Hinc CTorr, cui assentitur Diels, efficit inter annos 328 et 325 compositum esse hunc librum. Cf. XXVII[45].

17 ὁποτέρας] ὁπόσας Naber.

19 παραδῶσιν] nempe senatores.

21 ἐπὶ — λαμβάνουσιν] postea addita esse suspicatur vHerwerden.

1 ἁπάντων] Kenyon.

2 δημόσια] Kenyon.

3 ἀποφαίνει] Kenyon.

4 τῷ] addiderunt Gennadios Naber. Cf. XII[12]. || ἄλλαις] Kenyon.

5 κληροῦται δ'] Gertz, κληρωτοὶ Kenyon, quod propter praegressum μὲν ferri nequit. Cf. vs. 9. || ἐκ τῆς] ἐξ ἑκάστης Wyse et Bury sine iusta causa h. l. et vs. 9.

6 νόμον, ἔτι γὰρ ὁ νόμος] Kenyon, num recte? sic enim verba ὁ νόμος abesse malis.

7 παραλαμβάνουσι] Kenyon.

8 χρήματα] Kenyon.

9 φυλῆς. μισθοῦσι] Kenyon.

10 τέλη μετὰ τοῦ] Kenyon.

11 τῶν] notetur pluralis; cf. XXII[13]. || ἐναντίον τῆς βουλῆς καταχ.] Kenyon.

12 καὶ τὰ πραθέντα ....ει ἐργάσιμα] locus nondum probabiliter suppletus. Kenyon καὶ τὰ πραθέντα μέταλλα [ὅσα] ἐργάσιμα dedit, putans igitur litteras ει in papyro esse deletas. Sed neque μέταλλα certum est, neque abiciendum videtur ει, neque sententiam haec efficiunt aptam, requiritur enim *novum verbum*, ne vendita vendi dicantur. Dubitanter vLeeuwen proposuit καὶ τὰ πραθέντα χωρία ἀναγράφουσιν εἰ ἐργάσιμα (sc. ἐστι; fuit igitur — χωριάγραφουσιει), coll. XXV[15, 17, 20, 24, 27]. *Separatim in tabulis consignantur praedia vendita* (i. e. locata?) *si reditus ex iis percipiuntur.* || τὰ] τά τ' malumus.

XXV τη πεπραμ'α κ' τα σ'κεχωρημ'α τα ... . πεπραμ'α κ' τασ ουσιασ τ'
εξ αρειου παγου φευγοντ' κ' τ' .... $ου^{λ}$ πωλουσιν κ' κυρουσι δ' οι
θ̄ αρχοντεσ κ' τα τελη τα εισ ενιαυ... πεπραμ'α α'γραψαντεσ εισ λε
να
λευκωμ'α γραμματα τον τε πρι.... . ... πριηται τηι $βου^{λ}$ π' δι
δοασιν α'γραφουσιν δ' χωρισ μ' ουσ ... .νειαν εκαστ' κ' βαλλειν
εισ δεκα γραμματεια χωρισ δ' ουσ .... .νιαυτου γραμματειον κ'
τ κ' βολην εκαστ' ποιησαντεσ χωρισ δ' ουσ ... τ' εναττ' πρυτανειασ
α'γραφουσι δ' κ' τα χωρια κ' τασ οικιασ τα ....εντα και πραθεντα
εν τωι δικαστηριωι κ' γ' ταυθ ουτοι πωλ..... κ' τ' μ' οικιων εν ε̄ ε
σ
τεοιν αναγκη τ' τιμην αποδουν' τ' δ' χωριων εν δεκα κ' βαλλουσιν
δ' ταυτα επι τ' εναττ' πρυτανειασ .... δ' κ' ο $βασι^{λ}$ τασ μισθω
σεισ τ' μ'ων α'γραψασ εν γραμμα...... .....κωμ'οισ / δ' κ' τουτ' η μ'
μισθωσισ εισ ετη δεκα κ'βαλλετ' δ ..ι τ' . πρυτανειασ διο κ' πλει
στα χρηματα επι ταυτ' συλλεγεται τ' πρυ..νειασ εισφερετ' μ' ό
φερεται μ' ό εισ τ' $βου^{λ}$ τα γραμμα.... .... .ασ κ'βολασ α'γεγραμ
μ'α τηρει δ ο δημοσιοσ οταν δ η χρη... ..ολη π' διδωσι τοισ
λ
αποδεκταισ αυτα ταυτα καθε... ... . επιστυλιων ων εν ταυ
τα
τηι τηι ημεραι τα χρημα κ'β....... ... .παλειφην' τα δ αλλα
αποκειτ' χωρισ ινα μη προεξα....... // δ αποδ'κται δεκα κε
κληρωμ'οι κ' φυλασ ουτοι δ' π' λαβοντεσ τα γραμματεια απαλειφου
σι τα κ'βαλλομ'α χρηματα εναντιον . ...' εν τωι βουλευτηριωι

---

14 $ου^{λ}$] non prorsus certa est littera λ.
16 τε πρι] litterae pallidae; macula autem obscurat litteram ι, quae satis tamen certa est.
26 φερετ' μ' ό] deleta.
29 επιστυλιων] littera λ iterata.
30 κ'β.......] post litteram β tantum non certae sunt litterae λη. ‖ .παλειφην'] dubia est littera π.
31 //] vix agnoscitur.

V μένα καὶ τὰ συγκεχωρημένα τὰ εἰς ἀεὶ πεπραμένα· καὶ τὰς οὐσίας τῶν
ἐξ Ἀρείου πάγου φευγόντων καὶ τῶν ἀτίμων ἐναντίον τῆς βουλῆς 14
πωλοῦσιν, κατακυροῦσι δ' οἱ ἐννέα ἄρχοντες· καὶ τὰ τέλη τὰ εἰς 15
ἐνιαυτὸν πεπραμένα, ἀναγράψαντες εἰς λελευκωμένα γραμματεῖα τόν τε 16
πριάμενον καὶ ὁπόσου ἂν πρίηται, τῇ βουλῇ παραδιδόασιν. ἀναγράφουσι 17
δὲ χωρὶς μὲν οὓς δεῖ κατὰ πρυτανείαν ἑκάστην καταβάλλειν εἰς δέκα 18
γραμματεῖα, χωρὶς δ' οὓς πρὸ τέλους ἐνιαυτοῦ, γραμματεῖον κατὰ τὴν 19
καταβολὴν ἑκάστην ποιήσαντες, χωρὶς δ' οὓς ἐπὶ τῆς ἐνάτης πρυτα-
νείας. ἀναγράφουσι δὲ καὶ τὰ χωρία καὶ τὰς οἰκίας τὰ ἀπογραφέντα 20
καὶ πραθέντα ἐν τῷ δικαστηρίῳ· καὶ γὰρ ταῦθ' οὗτοι πωλοῦσιν· καὶ 21
τῶν μὲν οἰκιῶν ἐν πέντε ἔτεσιν ἀνάγκη τὴν τιμὴν ἀποδοῦναι, τῶν δὲ 22
χωρίων ἐν δέκα· καταβάλλουσι δὲ ταῦτα ἐπὶ τῆς ἐνάτης πρυτανείας. 23
παραδίδωσι δὲ καὶ ὁ βασιλεὺς τὰς μισθώσεις τῶν τεμενῶν, ἀναγράψας 24
ἐν γραμματείοις λελευκωμένοις. ἔστι δὲ καὶ τούτων ἡ μὲν μίσθωσις εἰς 25
ἔτη δέκα, καταβάλλεται δ' ἐπὶ τῆς ἐνάτης πρυτανείας· διὸ καὶ πλεῖστα 26
χρήματα ἐπὶ ταύτης συλλέγεται τῆς πρυτανείας. εἰσφέρεται μὲν οὖν εἰς 27
τὴν βουλὴν τὰ γραμματεῖα πάντων τὰς καταβολὰς ἀναγεγραμμένα, τηρεῖ 28
δ' ὁ δημόσιος· ὅταν δ' ᾖ χρημάτων καταβολή, παραδίδωσι τοῖς ἀπο- 29
δέκταις αὐτὰ ταῦτα, καθελὼν ἀπὸ τῶν ἐπιστυλίων, ὧν ἐν ταύτῃ τῇ 30
ἡμέρᾳ τὰ χρήματα καταβληθέντα δεῖ ἀπαλειφθῆναι· τὰ δ' ἄλλα ἀπό- 31
κειται χωρίς, ἵνα μὴ προεξαλείφηται.

48. εἰσὶ δ' ἀποδέκται δέκα, κεκληρωμένοι κατὰ φυλάς. οὗτοι δὲ 32
t. R. παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα 33

---

13 *εἰς ἀεί*] vLeeuwen, lacunam indicavit Kenyon. || *τὰ — πεπραμένα*] glossema esse praecedentis *τὰ συγκ.* suspicatur vHerwerden.

14 *ἀτίμων*] Sandys; lacunae signa posuerat Kenyon. || *ἐναντίον τῆς βουλῆς*] Kenyon; vLeeuwen dubitavit an *ὑπὸ τοῦ δήμου* esset legendum, nunc tamen Kenyoni assentitur.

15 *ἐνιαυτὸν*] Kenyon.

16 (*τε*) *πριάμενον καὶ ὁπόσου*] Tyrrell vHerwerden.

17 *δεῖ κατὰ πρυτανείαν*] Kenyon.

18 *πρὸ τέλους*] vLeeuwen, *τελοῦντος* Kenyon (hinc Kontos Gertz iure poscunt *τελευτῶντος τοῦ*).

19 *ἐπί*] Kenyon.

20 *ἀπογραφέντα*] Wyse, *μισθωθέντα* Kenyon.

21 *πωλοῦσιν*] Kenyon. Post hoc verbum Kenyon per errorem lacunam indicavit; in ms. clare cernitur *κ'*. Paton *ὧν* mavult.

23 *παραδίδωσι*] Paton, *κατακυροῖ* Kenyon, qui ante hoc verbum plura deesse sine causa opinatus est (hinc vHerwerden supplebat *ἑκάτεροι*, vLeeuwen *ἕκαστα*).

24 *τεμενῶν*] Blass Wyse optime coll. *Dem. 43 § 58. || *γραμματείοις λελευκωμένοις*] Jackson vLeeuwen, -*τείῳ* ..... *ωμένοις* Kenyon.

25 *ἐπὶ τῆς θ*] Kenyon.

27 *γραμματεῖα*] Kenyon. Post hoc vocabulum vLeeuwen addidit *πάντων*, in ms. id extare opinatus.

28 *χρημάτων καταβολή*] Kenyon.

29 *καθελὼν ἀπὸ τῶν*] vLeeuwen. De verbo *καθελεῖν* cf. XV[40]. || *ἐπιστυλίων*] cf. Athen. V 196 *b* 205 *e*.

30 sq. *καταβληθέντα δεῖ* et *προεξαλείφηται*] sic locum constituimus; lacunas indicavit Kenyon. || *ἀπαλειφθῆναι*] Kenyon.

33 *τῆς βουλῆς*] Kenyon.

XXV κ′ παλιν δ αποδιδοασιν τα γραμματεια … .ημοσι$^{\omega}$ καν τις ελλιπη
κ̀ βολην εντευθεν γεγραπτ⸆ κ′ δι….. .ναγκηι το …ειφθεν
κ′βαλλειν η δ′δεσθαι κ′ ταυτα εισπρατ…. . ..υλη κ′ δησαι …ια κ̀ τους
νο$^{\mu}$ / τηι μ′ ό προτεραια$^{\delta}$ εχονται τα χρ….. κ′ μεριζου.. .αις αρχαις
τηι δ υστεραιαι το$^{\nu}$ τε μερισμον …….σι γραψαντες εν σανιδι
κ′ κ̀ λεγουσιν εν τωι βουλευτηριωι κ′ πρ…..ασιν εν τηι βουληι ει
τις τινα οιδεν αδικότα π′ τον μερισ… . ..χοντα η ιδιοτ̀$^{\omega}$ κ′ γνω
μας επιψηφιζουσιν εαν τις τι δοκηι α…… .ληρουσι δ′ κ′ λογιστας εξ
αυτ′ οι βουλευται δεκα τους λογιουμ′ους τ… .ρχαις κ̀ τ̀ πρυτανειαν
εκαστ̀ κληρουσι δ′ κ′ ευθυνους ενα τ̓ φ…. .καστης κ′ παρεδρους $\bar{\beta}$
εκαστωι τ′ ευθυν$^{\omega}$ οις αναγκ′ον / ταις …..αις κ̀ τον επωνυμον
τον τ̓ φυλης εκαστ.. καθησθ′ καν τις βου…. τινι τ′ τας ευθυνας εν
τωι δικαστηριωι δεδωκοτ′ εντος $\bar{\gamma}$ …… .. ης εδωκε τας ευ
θυνας ευθυναν τ αν . ιδιαν αν τε δ……. εμβαλεσθ′ γραψας εις
πινακιον λελευκωμ′ον τουνομα το ….. κ′ το του φευγοντος
και το αδικημ ο τι αν καληι$^{\varepsilon\gamma}$ κ′ τιμημα …….μ′ος ο τι αν αυτωι δοκηι
διδωσιν τωι ευθυνωι ο δ′ λαβων τουτο κ′ …… αν μ′ κ̀ γνωι π̀ διδω
σιν τα μ′ ιδια τοις δικασταις τοις κ̀ δ….. .. τ̀ φυλην ταυτ̀ εισα
γουσιν τα δ′ δημοσια τοις θεσμοθετ… …γραφει οι δ′ θεσμο
θετ⸆ εαν π̀ λαβωσιν παλιν εισαγουσι. … ευθυν$^{\nu}$αν εις το δι
καστηριον κ′ ο τι αν γνωσιν οι δικαστ. ….. …… / δοκιμαζει δ′

34 *δ*] littera fortasse deleta, certe supervacanea.
35 *δι…..*] post *δι* apparent litterarum *πλο* vestigia. || *.ναγκηι*] iota vitiosum sed cer
44 *ταις*] non prorsus certa est littera secunda, videtur tamen alpha esse.
47 *ευθυναν τ*] deleta est littera *τ*.
53 *ευθυναν*] iterata est littera *ν*.

34 *τῷ δημοσίῳ*] Kenyon.
35 *ἐνταῦθ' ἐγγέγραπται*] vHerwerden Kontos Gertz. Rutherford coniecit *καταβολὴ ἐντεῦθεν, γέγραπται.* || *διπλοῦν*] vLeeuwen XXVII[31, 32]); *δι' ἣν αἰτίαν καὶ* Kenyon. *ἀνάγκῃ τὸ ἐλλειφθὲν*] Kenyon.

V ἐναντίον τῆς βουλῆς ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ 34
γραμματεῖα τῷ δημοσίῳ· κἂν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ' ἐγγέγραπται, 35
καὶ διπλοῦν ἀνάγκη τὸ ἐλλειφθὲν καταβάλλειν ἢ δεδέσθαι, καὶ ταῦτα 36
εἰσπράττειν ἡ βουλὴ καὶ δῆσαι κυρία κατὰ τοὺς νόμους ἐστίν. τῇ μὲν 37
οὖν προτεραίᾳ δέχονται τὰ χρήματα καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ' 38
ὑστεραίᾳ τόν τε μερισμὸν εἰσφέρουσι γράψαντες ἐν σανίδι καὶ κατα- 39
λέγουσιν ἐν τῷ βουλευτηρίῳ, καὶ προτιθέασιν ἐν τῇ βουλῇ εἴ τίς τινα 40
οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμὸν ἢ ἄρχοντα ἢ ἰδιώτην, καὶ γνώμας 41
ἐπιψηφίζουσιν ἐάν τίς τι δοκῇ ἀδικεῖν.

κληροῦσι δὲ καὶ λογιστὰς ἐξ αὐτῶν οἱ βουλευταὶ δέκα, τοὺς λογιου- 42
μένους ταῖς ἀρχαῖς κατὰ τὴν πρυτανείαν ἑκάστην. 43

κληροῦσι δὲ καὶ εὐθύνους, ἕνα τῆς φυλῆς ἑκάστης, καὶ παρέδρους 44
R. δύο ἑκάστῳ τῶν εὐθύνων, οἷς ἀναγκαῖόν ἐστι ταῖς εὐθύναις, παρὰ τὸν
ἐπώνυμον τὸν τῆς φυλῆς ἕκαστον, καθῆσθαι. κἄν τις βούληταί τινι 45
τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς τριῶν ἡμερῶν 46
ἀφ' ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἐάν τ' ἰδίαν ἐάν τε δημοσίαν 47
ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τὸ αὑτοῦ καὶ 48
τὸ τοῦ φεύγοντος καὶ τὸ ἀδίκημ' ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐπι- 49
γραψάμενος ὅ τι ἂν αὐτῷ δοκῇ, δίδωσι τῷ εὐθύνῳ· ὁ δὲ λαβὼν τοῦτο 50
καὶ ἀναγνοὺς ἐὰν μὲν καταγνῷ, παραδίδωσι τὰ μὲν ἴδια τοῖς δικασταῖς 51
τοῖς κατὰ δήμους, οἳ τὴν φυλὴν ταύτην εἰσάγουσιν, τὰ δὲ δημόσια 52
τοῖς θεσμοθέταις ἀναγράφει. οἱ δὲ θεσμοθέται ἐὰν παραλάβωσιν, πάλιν 53
εἰσάγουσι τὴν εὔθυναν εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν γνῶσιν οἱ 54
δικασταί, τοῦτο κύριόν ἐστιν.

---

36 *εἰσπράττειν ἡ βουλὴ* et *κυρία*] Kenyon. Dubitamus an *εἰσπράττει* praestet.

37 *χρήματα* et *μερίζουσι ταῖς*] Kenyon.

38 *εἰσφέρουσι*] vLeeuwen (qui etiam *ἐκφέρουσι* et *ἀποφαίνουσι* tentavit), *εἰσάγουσι* Kenyon. Cf. XXV[26].

39 *προτιθέασιν*] Sandys Kontos, *παραδιδόασιν* Tyrrell. Cf. XXIII[22].

40-43 *μερισμὸν ἢ ἄρχοντα — ἀδικεῖν. κληροῦσι — ταῖς ἀρχαῖς — φυλῆς ἑκάστης* Kenyon.

44 *ταῖς εὐθύναις*] vHerwerden, *illo anni tempore quo magistratus rationes reddunt*. Kenyon dedit *ταῖς ἀγοραῖς* (sine sensu), Richards coniecit *τρεῖς ἡμέρας* (obstat vs. 46). || *παρὰ*] vLeeuwen. Cf. XXVII[15].

45 *ἕκαστον*] vLeeuwen, *ἑκάστης* Kenyon. || *βούληται*] Kenyon.

46 *ἡμερῶν ἀφ'*] Kenyon.

47 *ἐάν (ἄν) τ' ἰδίαν ἐάν (ἄν) τε δημοσίαν*] Gertz optime. Kenyon *ἀνὰ ἰδίαν ἀντιδίκησιν*, dubiam tamen hanc esse lectionem et in ms. *αντε* (aut *αλτε*) extare observans.

48 *τὸ αὑτοῦ*] Blass Richards vHerwerden, *τούτου* Kenyon.

49 *ἐπιγραψάμενος*] vHerwerden, *ἐπιγραφόμενος* Wyse, *παραλαβόμενος* Kenyon.

50 *ἀναγνοὺς*] Blass, *ἀκούσας* Kenyon. || *ἐὰν*] Kenyon.

51 *δήμους, οἳ*] Kenyon. || *εἰσάγουσιν*] Richards Thompson *δικάζουσιν* coniecerunt coll. XXVII[7] XXIX[28]; vix opus.

52 *θεσμοθέταις ἀναγράφει*] Kenyon.

53 *τὴν*] Kenyon.

54 *δικασταί*] Kenyon. || *τοῦτο κύριον*] vLeeuwen, *ἡ κρίσις* Kenyon (sine sensu), hinc *κυρία ἡ κρίσις* Fraenkel Richards.

XXV κ' τουσ ιππουσ η βουλη καν μ' τισ κα........ ..ων κακωσ δοκη τρε
φειν ζημιοι τωι σιτωι τοισ δ' μη δυνα.... ....ειν η μη θελουσι
μενειν (αγ) αναγουσι τροχον επι τη. γν.θ.. .... .ουτο παθων
αδοκιμοσ / δοκιμαζει δ' κ' τουσ πρ..ρο.... .. .. .υτηι δοκω

COL. XXVI.

XXVI σιν επιτηδειοι προδρομευειν ⟍ καν τινα προχειροτονησηι κ̀ βεβηκεν ου
τοσ δοκιμαζει δ' κ' τουσ ανιππουσ καν τινα προχειροτονηση πεπαυται μι
σθοφορων ουτοσ τουσ δ ιππεασ κ̀ λεγουσιν οι κ̀ λογεισ ουσ αν ο δημοσ χειρο
τονησηι δεκα ανδρασ ουσ δ αν καταλεξωσι παραδιδοασι τοισ ιππαρχοισ κ' φυ
λαρχοισ ουτοι δ' π̀ λαβοντεσ εισφερουσι τον καταλογον εισ τ̀ βουλην κ' τον
πινακ ανοιξαντεσ εν ωι κ̀ σεσησμ'αμασμ'α τα ονοματα τ' ιππεων /
τουσ μ' εξομνυμ'ουσ τ' προτερον ενγεγραμμ'(ων) μη δυνατουσ ⟍ τοισ σωμα
σιν ιππευειν εξαλιφουσι τουσ δ' κατειλεγμ'ουσ .αλουσι καν μεν τισ εξομηση
ται μη δυνασθ' τωι σωματι ιππευειν η τηι ουσιαι τουτον αφιασιν τον δ' μη εξομνυ
μ'ον διαχειροτονουσιν οι βουλευται ποτηρον επιτηδειοσ / ιππευειν η ου καν
μ' χειροτονησωσιν ενγραφουσιν εισ τον πινακα ει δ' μη κ' τουτον αφιασιν
εκρινεν δ' ποτε κ' τα π̀ δειγματα κ' τον πεπλον . βου(λ) νυν δ' το δικαστηριον
το λαχον εδοκό(κουν) γ' ουτοι κ̀ χαριζεσθαι τ̀ κρισιν κ' τ̀ ποιησεωσ τ' νικων κ' τ' αθλων
τ' εισ τα παναθηναια σ'επιμελειτ ͻ μ̀ του ταμιου τ' στρατιωτικων δοκακιμα
ζει δ' κ' τουσ αδυνατουσ η βουλη νομοσ γ' / οσ κελευει τουσ εντοσ τριων μνων κε
κτημ'ουσ κ' το σωμα πεπληρωμ'ουσ ωστε μη δυνασθ' μηδεν εργον εργαζεσθ'

---

57 *γν.θ..*] tantum non certae sunt litterae *γν* et *θ*.

1 *προχειροτονησηι*] litterae *ρο* minus certae, hoc tamen (vitiose) scripsisse videtur librarius qui in sequenti versu eundem commisit errorem.

6 *κ̀ σεσησμ'αμασμ'α*] deletae sunt litterae 6—8 (*σμ'α*); errat Kenyon dicens litteras quas deletae sunt fuisse *ομ'δ*.

14 *δοκακιμα*] litterae *κα* deletae.

16 *πεπληρωμ'ουσ*] deleta est littera *λ*.

V **49.** δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή· κἂν μέν τις κατάστασιν 55
ἔχων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ. τοῖς δὲ μὴ δυναμένοις 56
τρέχειν ἢ μὴ 'θέλουσι μένειν ἀναγώγοις οὖσι τροχὸν ἐπὶ τὴν γνάθον 57
ἐπιβάλλουσι, καὶ ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστιν.

I δοκιμάζει δὲ καὶ τοὺς προδρόμους, οἳ ἂν αὐτῇ δοκῶσιν ἐπιτήδειοι 58
προδρομεύειν εἶναι· κἄν τιν' ἀποχειροτονήσῃ, καταβέβηκεν οὗτος. 2

δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τιν' ἀποχειροτονήσῃ πέπαυται
μισθοφορῶν οὗτος. 3

τοὺς δ' ἱππέας καταλέγουσιν οἱ καταλογεῖς, οὓς ἂν ὁ δῆμος χειροτο- 4
νήσῃ, δέκα ἄνδρας· οὓς δ' ἂν καταλέξωσι παραδιδόασι τοῖς ἱππάρχοις
καὶ φυλάρχοις. οὗτοι δὲ παραλαβόντες εἰσφέρουσι τὸν κατάλογον εἰς 5
τὴν βουλήν, καὶ τὸν πίνακα ἀνοίξαντες ἐν ᾧ κατασεσημασμένα τὰ 6
ὀνόματα τῶν ἱππέων ἐστί, τοὺς μὲν ἐξομνυμένους τῶν πρότερον 7
ἐγγεγραμμένων μὴ δυνατοὺς εἶναι τοῖς σώμασιν ἱππεύειν ἐξαλείφουσι, 8
τοὺς δὲ κατειλεγμένους καλοῦσι· κἂν μέν τις ἐξομόσηται μὴ δύνασθαι 9
τῷ σώματι ἱππεύειν ἢ τῇ οὐσίᾳ, τοῦτον ἀφιᾶσιν, τὸν δὲ μὴ ἐξομνύ-
μενον διαχειροτονοῦσιν οἱ βουλευταὶ πότερον ἐπιτήδειός ἐστιν ἱππεύειν 10
ἢ οὔ· κἂν μὲν χειροτονήσωσιν, ἐγγράφουσιν εἰς τὸν πίνακα, εἰ δὲ μή, 11
καὶ τοῦτον ἀφιᾶσιν.

ἔκρινε δέ ποτε καὶ τὰ παραδείγματα καὶ τὸν πέπλον ἡ βουλή, νῦν 12
δὲ τὸ δικαστήριον τὸ λαχόν· ἐδόκουν γὰρ οὗτοι καταχαρίζεσθαι τὴν 13
κρίσιν. καὶ τῆς ποιήσεως τῶν Νικῶν καὶ τῶν ἄθλων τῶν εἰς τὰ 14
Παναθήναια συνεπιμελεῖται μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν.

δοκιμάζει δὲ καὶ τοὺς ἀδυνάτους ἡ βουλή· νόμος γάρ ἐστιν ὃς 15
R. κελεύει τοὺς ἐντὸς τριῶν μνῶν κεκτημένους καὶ τὸ σῶμα 16

---

55 κατάστασιν] Wyse coll. Harpocr. et Suid. s. v. || ἔχων] Kenyon. || τρέφειν] τρέχειν Campbell Tyrrell (cf. sequentia), vix recte, non enim equus sed eques multatur.

56 τρέχειν] Tyrrell coll. Eth. II 6 § 2; τρέφειν Kenyon, ἀκολουθεῖν Wyse.

57 ἀναγώγοις οὖσι] vLeeuwen coll. Xen. Mem. III 3 § 4: ἐὰν μὲν οὖν παρέχωνταί σοι τοὺς ἵππους .... οὕτως ἀτρόφους ὥστε μὴ δύνασθαι ἀκολουθεῖν, οἱ δ' οὕτως ἀναγώγους ὥστε μὴ μένειν ὅπου ἂν σὺ τάξῃς, quem locum indicavit Wyse. Fortasse praeterea ante μένειν supplendum fuerat ἐν τάξει, cf. tamen φεύγειν μηδὲ μένειν in oraculo ap. Herod. || τὴν] Kenyon (litteram ν certam iudicans). || γνάθον ἐμβάλλουσιν] Hicks coll. Hesych. s. v. τρυσίππιον, Phot. s. v. ἱππότροχος, Eust. 1517, 8; nisi quod ille verbum ἐμβάλλουσιν non hoc loco collocabat sed ex corruptis litteris αν(αγ)αγουσιν effingebat. Pro his Kenyon ἀνάγουσι dedit et post τὴν lacunae signa posuit; χαράττουσι inde efficit Wyse, idem vel ἀναγράφουσι Campbell, ἀναδοῦσι Ellis, ἐγκα(ί)ουσι Richards Thompson, ἀνάπτουσι Jackson, sed propter ἐπὶ quod sequitur recipienda haec non videntur. || καὶ ὁ τοῦτο] Kenyon.

58 προδρόμους, οἳ ἂν αὐτῇ] Kenyon[2] (οἵτινες αὐτῇ[1]).

1 τιν' ἀποχειροτονήσῃ] Blass Wyse Jos. Mayor Campbell vHerwerden Kontos, item vs. 2.

2 ἁμίππους] Blass Wyse Kontos coll. Xen. Hell. VII 5 § 23 sqq.

8 καλοῦσι et ἐξομόσηται] Kenyon.

12 ἡ] Kenyon.

XXIII της βουλης το θανατουν κ˥ δειν κ' χρημασι ζημι
ουν κ˥ νομον εθετο αν τινοσ αδικειν η βουλη
καταγνω η ζημιωση τασ καταγνωσεισ κ˥ τασ επι
σει
ζημιωσεισ εισαγειν τουσ θεσμοθετασ εισ το δικασ
τηριον κ˥ ο τι αν οι δικασται ψηφισωνται τουτο κυ
..ον ειναι κρεινει δε

COL. XXIV.

XXIV τασ αρχασ η βουλη τασ πλειστασ μαλιστα οσαι χρηματα
διαχειριζουσιν ου κυρια δ η κρισισ αλλ ε..φεσιμοσ εισ το
δικαστηριον εξεστι δε κ˥ τοισ ιδιωταισ εισαγγελλειν
ην αν βουλωνται των αρχων μη χρησθαι τοισ νο
μοισ εφεσισ δε και τουτοισ εστιν εισ το δικαστηριον
εαν αυτων η βουλη καταγνω δοκιμαζει δε κ˥ τουσ
ν ε ο α
βουλευτασ τουσ τον υστεροσ νιαυτον βουλευσωντεσ
κ˥ τουσ εννεα αρχοντασ κ˥ προτερον μεν ην αποδο
κιμασαι κυρια νυν δε τουτοισ εφεσισ εστιν εισ το δι
ω
καστηριον τουτον μεν ουν ακυροσ εστιν η βουλη προ
βουλευει δ εισ τον δημον κ˥ ουκ εξεστιν ουδεν απρο
μη
βουλευτον ουδ ο τι αν προγραψωσιν οι πρυτανεισ ψη
φισασθαι τω δημωι κατ αυτα γαρ ταυτα ενοχοσ εστιν
ο νικησασ γραφη παρανομων επιμελειται δε κ˥ των
πεποιημενων τριηρων κ˥ των σκευων κ˥ των νεωσοι

---

41 κ'] sic manus tertia hoc uno loco.
2 ε..φεσιμοσ] duae aut tres litterae (ετεφεσιμοσ aut εστεφεσιμοσ?) interciderunt.
4 ην] post hoc vocabulum librarius commaculatum locum calamo praeteriit.
5 το] dubitamus an τι dederit librarius per errorem.
12 βουλευτον] βουμυτον in ms. esse putat Kenyon, specie deceptus (cf. litterarum λ in praecedentis versus primo vocabulo).

III ἀφείλετο τῆς βουλῆς τὸ θανατοῦν καὶ δεῖν καὶ χρήμασι ζημιοῦν, καὶ νόμον ἔθετο ἐάν τινος ἀδικεῖν ἡ βουλὴ καταγνῷ ἢ ζημιώσῃ, τὰς καταγνώσεις καὶ τὰς ζημιώσεις εἰσάγειν τοὺς θεσμοθέτας εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν οἱ δικασταὶ ψηφίσωνται τοῦτο κύριον εἶναι.

V κρίνει δὲ τὰς ἀρχὰς ἡ βουλὴ τὰς πλείστας, μάλισθ' ὅσαι χρήματα διαχειρίζουσιν· οὐ κυρία δ' ἡ κρίσις, ἀλλ' ἔτ' ἐφέσιμος εἰς τὸ δικαστήριον. ἔξεστι δὲ καὶ τοῖς ἰδιώταις εἰσαγγέλλειν ἣν ἂν βούλωνται τῶν ἀρχῶν μὴ χρῆσθαι τοῖς νόμοις· ἔφεσις δὲ καὶ τούτοις ἐστὶν εἰς τὸ δικαστήριον ἐὰν αὐτῶν ἡ βουλὴ καταγνῷ.

δοκιμάζει δὲ καὶ τοὺς βουλευτὰς τοὺς τὸν ὕστερον ἐνιαυτὸν βουλεύσοντας καὶ τοὺς ἐννέα ἄρχοντας. καὶ πρότερον μὲν ἦν ἀποδοκιμάσαι κυρία, νῦν δὲ τούτοις ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον.

τούτων μὲν οὖν ἄκυρός ἐστιν ἡ βουλή. προβουλεύει δ' εἰς τὸν δῆμον, καὶ οὐκ ἔξεστιν οὐδὲν ἀπροβούλευτον οὐδ' ὅ τι ἂν μὴ προγράψωσιν οἱ πρυτάνεις ψηφίσασθαι τῷ δήμῳ· κατὰ γὰρ ταῦτα ἔνοχός ἐστιν ὁ νικήσας γραφῇ παρανόμων.

46. ἐπιμελεῖται δέ καὶ τῶν πεποιημένων τριήρων καὶ τῶν σκευῶν

---

42 ἐάν] Fraenkel.
43 ζημιώσεις] Wyse vHerwerden.
46 κύριον] Kenyon.
1 μάλισθ'] μάλιστα δ' mavult Richards.
2 ἔτ'] vLeeuwen, om. Kenyon.
4 βούλωνται] ἡγῶνται Kontos.
13 κατὰ] Kontos pro κατ' αὐτὰ (κατα in κ'αυτα abiisse videtur).

XXVI *πεντε δ εισ αστυ νυν δ εικοσι μ´ εισ αστυ πεντε και δ´κα δ εισ πειραιεα ουτοι*
δ´πιμελότ´͵ πρωτον μ´ οπωσ ο εν αγοραι σιτοσ .ργοσ ωνιοσ εστ´͵ δικαιωσ ε
πειϑ οπωσ οι τε μυλωϑροι προσ τασ τιμασ τ´ κρι^{ϑ} τα αλφιτα πωλησουσιν κ´ οι
αρτοπωλαι προσ τασ τιμασ τ´ πυρ^{ω} τουσ αρτουσ κ´ τον σταϑμον αγοντασ οσον
αν ουτοι ταξωσιν ο γ´ νομοσ τουτουσ κελευει ταττειν εμποριου δ´πιμελη
τασ δεκα κληρουσιν τουτοισ δ´ ππ^{ο}τετακτ´͵ τ´ τ εμποριων επιμελεισϑ´
κ´ του σιτου του κ`πλεοντοσ εισ το σιτικον εμποριον τα δυο μερη τουσ εμπο
ρουσ αναγκαζειν εισ το αστυ κομιζειν καϑιστασι δ´ κ´ τουσ ενδεκα κλη
ρωτουσ επιμελησομ´ουσ ·τ´ εν τωι δεσμωτηριωι κ´ τουσ απαγομ´ουσ κλεπτασ
κ´ τουσ ανδραποδιστασ κ´ τουσ λωποδυτασ αν μ´ ....ι ϑανατωι ζημιωϑη
σοντασ εν δ αμφιβητωσιν εισαξοντασ εισ το δικαστηριον καν μ´ αποφυγωσιν
αφησοντασ ει δ´ μη τοτε ϑανατωσοντασ κ´ τα α.ογραφομ´α χωρια κ´ οικιασ εισ
αξοντασ εισ το δικαστηριον κ´ τα δοξαντα δ...σια ⟍ π`δωσοντασ τοισ πωλη
εσ ν
ταισ κ´ τασ ενδειξεισ αξοντασ κ´ γ´ ταυτασ εισαγουσιου οι ενδεκα εισαγουσι
δ´ τ´ ενδειξεων τινασ κ´ οι ϑεσμοϑετ´͵ κληρουσι δ´ κ´ εισαγωγεασ ε̅ ανδρασ
σ
οι τασ εμμηνουσ εισαγουσι δικασ δυοιν φυλαιν εκαστ^{ο} // δ εμμηνοι προικοσ
η
εαν τισ οφειλων μη αποδωι καν τισ επι δραχμηι δανισαμ´οσ αποστερη καν τισ
εαν αγοραι βουλομ´οσ εργαζεσϑ´ δανισηται παρα τινοσ αφορμην ετι δ αικειασ κ´ ε
ρανικασ κ´ κοινωνικασ κ´ ανδραποδων κ´ υ`ζυγιων κ´ τριηραρχιασ κ´ τραπεζιτικασ

---

35 *.ργοσ*] littera *ρ* dubia est, prius autem fuit *ξ*. Videtur igitur librarius *αξιοσ* scripsisse, deinde litteram *ξ* in *ρ* mutasse et ex *ι* fecisse *γ*.
39] littera *π* post *δ´* deleta est.
50 *μη*] iteratum est eta.
51 *αγοραι*] iota postmodo additum.

---

35 *ἀργὸς*] *ἀργὸς ὢν* mavult Kenyon; vLeeuwen suspicatur prius *ἄξιος* scriptum fuisse in papyro, idque ex glossemate natum esse, delendum igitur esse adiectivum.

40 *σιτικὸν*] *ἀττικὸν* Harpocration (fr. Aristot. 410 R.), *ἀστικὸν* Anecd. Bekk. p. 208, 284, 456; hoc praefert Sandys, illud CTorr.

XXVI ἦσαν δὲ καὶ σιτοφύλακες κληρωτοί, πέντε μὲν εἰς Πειραιᾶ, πέντε δ' 34
Arist. fr. 411 R. εἰς ἄστυ, νῦν δ' εἴκοσι μὲν εἰς ἄστυ, πέντε καὶ δέκα δ' εἰς Πειραιᾶ.
οὗτοι δ' ἐπιμελοῦνται πρῶτον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος 35
ἔσται δικαίως, ἔπειθ' ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν 36
κριθῶν τὰ ἄλφιτα πωλήσουσι καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν 37
πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν· 38
ὁ γὰρ νόμος τούτους κελεύει τάττειν.

Arist. fr. 410 R. ἐμπορίου δ' ἐπιμελητὰς δέκα κληροῦσιν. τούτοις δὲ προστέτακται 39
τῶν τ' ἐμπορίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ 40
σιτικὸν ἐμπόριον τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ 41
κομίζειν.

52. καθιστᾶσι δὲ καὶ τοὺς ἕνδεκα κληρωτούς, τοὺς ἐπιμελησομένους 42
Arist. fr. 429 R. τῶν ἐν τῷ δεσμωτηρίῳ, καὶ τοὺς ἀπαγομένους κλέπτας καὶ ἀνδραπο- 43
διστὰς καὶ λωποδύτας ἐὰν μὲν ὁμολογῶσι θανάτῳ ζημιώσοντας, ἐὰν δ' 44
ἀμφισβητῶσιν εἰσάξοντας εἰς τὸ δικαστήριον, κἂν μὲν ἀποφύγωσιν
ἀφήσοντας, εἰ δὲ μή, τότε θανατώσοντας, καὶ τὰ ἀπογραφόμενα χωρία 45
καὶ οἰκίας εἰσάξοντας εἰς τὸ δικαστήριον, καὶ τὰ δόξαντα δημόσια 46
εἶναι παραδώσοντας τοῖς πωληταῖς, καὶ τὰς ἐνδείξεις εἰσάξοντας· καὶ 47
γὰρ ταύτας εἰσάγουσιν οἱ ἕνδεκα. εἰσάγουσι δὲ τῶν ἐνδείξεών τινας 48
καὶ οἱ θεσμοθέται.

κληροῦσι δὲ καὶ εἰσαγωγέας πέντε ἄνδρας, οἳ τὰς ἐμμήνους εἰσά- 49
γουσι δίκας, δυοῖν φυλαῖν ἕκαστος. εἰσὶ δ' ἔμμηνοι προικός, ἐάν τις 50
ὀφείλων μὴ ἀποδιδῷ, κἄν τις ὑπὲρ δραχμὴν δανεισάμενος ἀποστερῇ, κἄν
τις ἐν ἀγορᾷ βουλόμενος ἐργάζεσθαι δανείσηται παρά τινος ἀφορμήν, 51
ἔτι δ' αἰκείας καὶ ἐρανικαὶ καὶ κοινωνικαὶ καὶ ἀνδραπόδων καὶ ὑποζυ- 52

42] *τοὺς* post *κληρωτούς* addiderunt Rutherford vHerwerden.

43] articulum bis delevit vHerwerden, qui praeterea coniecit *καὶ ἀπάξοντας τοὺς κ. καὶ τοὺς ἀ. καὶ τοὺς λ. κἂν μὲν* etc. || *ὁμολογῶσι*] Kenyon ex lex. Seguer. et Polluce (fr. Arist. 429 R.). Vertendum *si culpam suam confiteantur*; perperam criticus anonymus (in Saturday Review 21 Mart. 1891) verba *ὁμολογῶσι* et *ἀμφισβητῶσιν* ad undecim viros pertinere contendit, vertenda autem esse *consentire* et *dissentire*; quem refutant Aesch. Timarch. § 91 et Demosth. 24 § 65. || *ζημιώσοντας*] Kenyon.

44 *ἐὰν* (*ἂν*)] Kenyon.

45 *ἀπογραφόμενα*] Kenyon.

46 *δημόσια*] Kenyon.

50 *ἀποδιδῷ*] Blass Kontos. || *ὑπὲρ δραχμὴν*] vHerwerden (*επι* ┤ leg. *υπερ* ┤), qui etiam *ἀπὸ δραχμῆς* coniecit coll. XXX[43]. Hinc vLeeuwen dubitanter *ὑπὲρ δέκα δραχμὰς* (*ὑ' ι*┤); cf. XXVII[1].

51 *ἐν*] Kenyon. || *αἰκείας*] corruptum videtur; vHerwerden coniecit *ἐμπορικαὶ* coll. Polluc. VIII 101 et Harpocrat. s. v. *ἔμμηνοι δίκαι*, sed cum lites *ἐμπορικαὶ* partim certe iam descriptae sint in verbis praegressis *κἄν τις* — *ἀφορμήν*, nunc suspicatur legendum esse *ἔτι δὲ δικάζουσιν ἐρανικὰς* etc.

52 *ἐρανικαὶ* — *κοινωνικαὶ* — *τραπεζιτικαὶ*] Bury.

σιν
XXVI ουτοι μ´ ό ταυτασ δικαζουμ εμμηνουσ εισαγ..τεσ οι δ αποδ´κτ˥ τοισ τελωναισ
ριον
κ´ κ̀ τ´ τελωνων τα μ´ μεχρι δεκα { οντεσ κυρι.. .α δ αλλ εισ το δικαστηριον εισα
γοντεσ εμμηνα κληρουσι δ´ κ´ τετταρακοντ. .ετταρασ εκ τ̓ —— εκαστησ
φυλησ κ
προσ ουσ τασ αλλασ δικασ λαγχανουσιν οι προτε... μ´ ησαν τριακοντα κ´ κ̀ δημουσ
επι
περιοντεσ εδικαζον μ̀ δ´ τ̀ τ´ τριακοντα ολιγαρχι.. τετταρακοντα γεγονασιν κ´ τα μ´

COL. XXVII.

XXVII μεχρι δεκα δραχμ^{ω} αυτοτελεισ // κ.....ν τα δ υπερ τουτο το τιμημα
γιγ
τοισ διαιτηταισ π̀ διδοασιν οι δ´ π̀ λαβ..... .αν μη δυνωντ˥ δ̀ λυσαι γινωισκουσι
ω
καν μ´ αμφοτεροισ αρεσκη τα γνωσθεν.. . εμμενουσιν εχει τελοσ η δικη αν
δ ο ετεροσ εφηι τ´ αντιδικω^{ν} εισ το δικαστηριον εμβαλοντεσ τασ μαρτυριασ κ´ τασ
σ
προκλησεισ κ´ τουσ νομουσ ει εχινουσ χωρισ μ´ τασ του διωκοντοσ χωρισ δ´ τασ του
φευγοντοσ κ´ τουτουσ κ̀ σημηναμ´οι κ´ τ̀ κρισιν του διαιτητου γεγραμμ´ην εν γραμ
ματειωι προσαρτησαντεσ παραδιδοασι. ..... τοισ τ̀ φυ^{λ} του φευγοντ^{ο} δικαζουσιν οι δε
α
π̀ λαβοντεσ εισαγουσιν εισ το δικαστηριον ... εντοσ χιλιων εισ ενα κ´ δικοσιουσ τα δ υ
περ χιλιασ εισ ενα κ´ τετρακοσιουσ ουκ εξ..... .υτε νομοισ ουτε προκλησεσι ουτε μαρ
τυριαισ αλλ η ταισ π̀ του διαιτητου χρησθ´ .... εισ τουσ εχινουσ εμβεβλημ´αισ διαιτητ˥
δ // οισ αν εξηκοστον ετοσ ηι τουτο δ´ δηλον εκ τ´ αρχοντ´ κ´ τ´ επωνυμ^{ω} // γ´ επωνυμοι
δεκα μ´ οι τ´ φυλων δυο δ´ κ´ τετταρακοντα οι τ´ ηλικιων οι δ εφηβοι ενγρα-
φομ´οι προτερον
μ´ εισ λελευκωμ´α γραμματεια ενεγραφοντο κ´ επεγραφοντο αυτοισ ο τ αρχων εφ ου
ενεγραφησαν κ´ ο επωνυμοσ ο τωι προτερωι .... δ´ διαιτηκωσ νυν δ εισ στηλην χαλκην

---

53 *δικαζουμ*] deleta est littera *μ*.
54 *δικαστηριον*] iteratae sunt litterae *ριον*, item vs. 56 littera *κ* in *τριακοντα*.
2 *γινωισκουσι*] litterae *γι* deletae sunt.
7 *τ̀*] hoc an *τ̓* in ms. sit incertum; videtur tamen eandem notam adhibuisse librarius hoc loco qua usus est XXVI[23] (vid. XXIX[28]), et scribere igitur voluisse *τὴν φυλήν*, id quod sententia postulat.

XVI γίων καὶ τριηραρχίας καὶ τραπεζιτικαί. οὗτοι μὲν οὖν ταύτας δικάζουσιν 53
ἐμμήνους εἰσάγοντες, οἱ δ' ἀποδέκται τοῖς τελώναις καὶ κατὰ τῶν 54
τελωνῶν, τὰ μὲν μέχρι δέκα δραχμῶν ὄντες κύριοι, τὰ δ' ἄλλ' εἰς τὸ
δικαστήριον εἰσάγοντες ἔμμηνα. 55

Arist. 413 R. 53. κληροῦσι δὲ καὶ τετταράκοντα, τέτταρας ἐκ τῆς φυλῆς ἑκάστης,
πρὸς οὓς τὰς ἄλλας δίκας λαγχάνουσιν· οἳ πρότερον μὲν ἦσαν τριά- 56
κοντα, καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, μετὰ δὲ τὴν ἐπὶ τῶν 57
XVII τριάκοντα ὀλιγαρχίαν τετταράκοντα γεγόνασιν. καὶ τὰ μὲν μέχρι δέκα 1
Arist. 414 R. δραχμῶν αὐτοτελεῖς εἰσι κρίνειν, τὰ δ' ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς 2
διαιτηταῖς παραδιδόασιν. οἱ δὲ παραλαβόντες, ἐὰν μὴ δύνωνται δια-
λῦσαι, γιγνώσκουσι, κἂν μὲν ἀμφοτέροις ἀρέσκῃ τὰ γνωσθέντα καὶ 3
ἐμμένωσιν, ἔχει τέλος ἡ δίκη. ἐὰν δ' ὁ ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς 4
τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς 5
Arist. 415 R. νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος χωρὶς δὲ τὰς τοῦ
φεύγοντος, καὶ τούτους κατασημηνάμενοι καὶ τὴν κρίσιν τοῦ διαιτητοῦ 6
γεγραμμένην ἐν γραμματείῳ προσαρτήσαντες, παραδιδόασιν εὐθὺς τοῖς 7
τὴν φυλὴν τοῦ φεύγοντος δικάζουσιν. οἱ δὲ παραλαβόντες εἰσάγουσιν 8
εἰς τὸ δικαστήριον, τὰ μὲν ἐντὸς χιλίων εἰς ἕνα καὶ διακοσίους, τὰ δ'
ὑπὲρ χιλίας εἰς ἕνα καὶ τετρακοσίους. οὐκ ἔξεστι δ' οὔτε νόμοις οὔτε 9
προκλήσεσι οὔτε μαρτυρίαις ἀλλ' ἢ ταῖς παρὰ τοῦ διαιτητοῦ χρῆσθαι 10
ταῖς εἰς τοὺς ἐχίνους ἐμβεβλημέναις.

διαιτηταὶ δ' εἰσὶν οἷς ἂν ἑξηκοστὸν ἔτος ᾖ. τοῦτο δὲ δῆλον ἐκ τῶν 11
Arist. 429 R. ἀρχόντων καὶ τῶν ἐπωνύμων· εἰσὶ γὰρ ἐπώνυμοι δέκα μὲν οἱ τῶν 12
φυλῶν, δύο δὲ καὶ τετταράκοντα οἱ τῶν ἡλικιῶν. οἱ δ' ἔφηβοι οἱ
ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, 13
καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τ' ἄρχων ἐφ' οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώ- 14

---

53 *εἰσάγοντες*] Kenyon.
54 *κύριοι, τὰ*] Kenyon.
55 *ἔμμηνα*] glossema esse suspicatur vHerwerden. || *ἐκ τῆς φυλῆς ἑκάστης*] vLeeuwen cum librario, *ἐξ ἑκάστης φυλῆς* Kenyon (cum correctore?).
56 *ἄλλας*] *ἰδίας* coniecit Wyse, cui assensus *ἄλλας ἰδίας* proposuit vHerwerden. || *πρότερον*] Kenyon.
57 *περιιόντες* et *ὀλιγαρχίαν*] Kenyon.
1 *κρίνειν*] Kenyon.
2 *παραλαβόντες ἐὰν*] Kenyon.
3 *γνωσθέντα καὶ*] Kenyon.
7 *εὐθὺς*] vHerwerden, *τοῖς ἐπὶ* (sine sensu) Kenyon. || *τὴν φυλὴν*] hoc in ms. esse videtur, *τῆς φυλῆς* Kenyon; correxerunt Wyse vLeeuwen coll. (XX^{51} et) XXIX^{28} et *Dem. 47 § 12.
8 *τὰ μὲν*] Kenyon.
9 *ἔξεστι δ' οὔτε*] Kenyon.
10 *ἀλλ'*] Fraenkel praefert *ἄλλαις* (cur?). || *ταῖς*] post *χρῆσθαι* supplevit Kenyon.
11 *τοῦτο*] nempe *sitne aliquis sexagenarius*.
12] post *ἔφηβοι* Blass inseruit *οἱ*. Videtur *εφη^{β}οι* in *εφηβοι* abiisse.

XXVII α γραφοντ‑ κ' ισταται η στηλη προ του βουλε..ηριου π' τους επωνυμους κ'
τον τελευτ‑ον
ν
τον δ' τελευτ‑ον τ' επωνυμω λαβοντες οι ....αρακοντα διανεμουσιν αυτοις τας δια
τας κ' επικληρουσιν ας εκαστος διαιτησει κ' αναγκ‑ον ας αν εκαστος λαχηι διαιτας ε
διαιταν ο γ' νομος αν τις μη γενητ‑ διαιτητης τ' ηλικιας αυτωι καθηκουσης ατιμον
⟍ κελευει πλην εαν τυχη αρχην αρχων ..... εκεινωι τωι ενιαυτωι η αποδημων ου
εστιν τ
τοι δ ατελεις // μονοι / δ' κ' εισαγγελλειν εις τους διαιτητας εαν τις αδικηθηι υ' τον
διαιτητου καν τινος καταγνωσιν ατιμουσθ' κελευουσιν οι νο^μ εφεσις δ / κ' τουτοις
χρωνται δ' τοις επωνυμοις κ' προς τας στρατειας κ' οταν ηλικιαν εκπεμπωσι προ
ο
γραφουσιν α{ τινος αρχοντ κ' επωνυ... ..χρι τινων δει στρατευεσθ' κλη
σ
ρουσι δ' κ' τασδ' τας αρχας οδοποιους πεντε οις προτετακτ‑ δημοσιους εργατας
ζ
εχουσι τας οδους επισκευαζειν κ' λογιστας δ'κα κ' σ'ηγορους τουτοις δεκα προς
ους απαντας αναγκη τους τας αρχας α.....ας λογον απενεγκειν ουτοι γ' // μονοι
τοις υπευθυνοις λογιζομ'οι κ' τας ευθυνας εις το δικαστηριον εισαγοντες καν μ'
τινα κλεπτοντ εξελεγξωσι κλοπην οι δικαστ‑ κ' γινωισκουσι κ' το γνωσθεν αποτι
νετ‑ δεκαπλουν εαν δ' τινα δωρα λαβοντα επιδειξωσιν κ' κ' γνωσιν οι δικασται
δωρων τιμωσιν αποτινετ‑ δ' κ' τουτο δεκαπλουν αν δ αδικειν κ' γνωσιν αδικιου
τ'—
τιμωσιν αποτινετ‑ δ' τουθ απλουν εαν προ θ πρυτανειας εκτισηι τις ει δ' μη
διπλουται το δεκαπλουν ου διπλουται κληρουσι δ' κ' γραμματεα τον κ' πρυτανειαν
καλουμ'ον ος τ' γραμματε^ω / κυριος κ' τα ψηφισματα τα γινομ'α φυλαττει κ' ταλλα
παντα αντιγραφετ‑ κ' π' καθητ‑ τηι ...ληι προτερον μ' ο ουτος ην χειροτον

---

15 κ' τον τελευτ‑ον] deleta sunt.
19] post αρχων tantum non certae sunt litterae τισ εν.
20 τισ] iterata est littera τ.
23 α{] absurda haec sed certa. Post alpha non diphthongi αι notam scripsit librarius (quod putat Kenyon) sed δραχμὴν μίαν somnians significavit.
25 επισκευαζειν] littera ζ prius fuit σ; praeterea iterata est.
28 κ' γινωισκουσι] litteram sextam (ι) puncto notatam esse putat Kenyon errans, nisi nos fallimur.

XVII νυμος ὁ τῷ προτέρῳ ἔτει δεδιαιτηκώς, νῦν δ' εἰς στήλην χαλκῆν
ἀναγράφονται, καὶ ἵσταται ἡ στήλη πρὸ τοῦ βουλευτηρίου παρὰ τοὺς 15
ἐπωνύμους. τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων λαβόντες οἱ τετταράκοντα 16
διανέμουσιν αὐτοῖς τὰς διαίτας, καὶ ἐπικληροῦσιν ἃς ἕκαστος διαιτήσει· 17
καὶ ἀναγκαῖον ἃς ἂν ἕκαστος λάχῃ διαίτας ἐκδιαιτᾶν. ὁ γὰρ νόμος, 18
ἐάν τις μὴ γένηται διαιτητὴς τῆς ἡλικίας αὐτῷ καθηκούσης, ἄτιμον εἶναι κελεύει, πλὴν ἐὰν τύχῃ ἀρχὴν ἄρχων τις ἐν 19
ἐκείνῳ τῷ ἐνιαυτῷ ἢ ἀποδημῶν, οὗτοι δ' ἀτελεῖς εἰσι μόνοι. ἔστιν 20
δὲ καὶ εἰσαγγέλλειν εἰς τοὺς δικαστὰς ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ
διαιτητοῦ· κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι. 21
ἔφεσις δ' ἐστὶ καὶ τούτοις. χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς 22
στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι προγράφουσιν ἀπὸ τίνος ἄρχον- 23
τος καὶ ἐπωνύμου μέχρι τίνων δεῖ στρατεύεσθαι.

54. κληροῦσι δὲ καὶ τάσδε τὰς ἀρχάς· ὁδοποιοὺς πέντε, οἷς προστέ- 24
τακται δημοσίους ἐργάτας ἔχουσι τὰς ὁδοὺς ἐπισκευάζειν· καὶ λογιστὰς 25
(fr. Arist. 406 R. 407?) δέκα, καὶ συνηγόρους τούτοις δέκα, πρὸς οὓς ἅπαντας ἀνάγκη τοὺς 26
τὰς ἀρχὰς ἄρξαντας λόγον ἀπενεγκεῖν. οὗτοι γάρ εἰσι μόνοι οἱ τοῖς 27
ὑπευθύνοις λογιζόμενοι καὶ τὰς εὐθύνας εἰς τὸ δικαστήριον εἰσάγοντες.
κἂν μέν τινα κλέπτοντ' ἐξελέγξωσι, κλοπὴν οἱ δικασταὶ καταγιγνώσκουσι, 28
καὶ τὸ γνωσθὲν ἀποτίνεται δεκαπλοῦν· ἐὰν δέ τινα δῶρα λαβόντα 29
ἐπιδείξωσι καὶ καταγνῶσιν οἱ δικασταί, δώρων τιμῶσιν, ἀποτίνεται 30
δὲ καὶ τοῦτο δεκαπλοῦν· ἐὰν δ' ἀδικεῖν καταγνῶσιν, ἀδικίου τιμῶσιν, 31
ἀποτίνεται δὲ τοῦθ' ἁπλοῦν ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἐκτείσῃ τις,
εἰ δὲ μή, διπλοῦται· τὸ δὲ δεκαπλοῦν οὐ διπλοῦται. 32

(fr. Arist. 399 R.) κληροῦσι δὲ καὶ γραμματέα τὸν κατὰ πρυτανείαν καλούμενον, ὃς 33
τῶν γραμμάτων ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γιγνόμενα φυλάττει,
καὶ τἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ. πρότερον 34

---

14 ἔτει] Kenyon. || δεδιαιτηκώς] an δεδιῃτηκώς? — Vocatur ἐπώνυμος — δεδιαιτηκώς is quem eponymum habuerunt diaetetae praecedentis anni; cf. τελευταῖον — λαβόντες vs. 16.

15 ἵσταται] nova quotannis. || βουλευτηρίου] Kenyon. || παρὰ] Naber Gertz et dubitanter Kenyon (π' leg. π'; cf. XXV[44] κ' leg. π').

16 τετταράκοντα] Kenyon.

19 τις ἐν] Burnet, ἄλλην Kenyon.

20 δικαστὰς] Kenyon ex Harpocrat. s. v. εἰσαγγελία. Vulgatum διαιτητὰς defendunt Hardie et Gertz coll. Demosth. c. Midiam § 89 sq.; sic tamen εἰς τοὺς ἄλλους διαιτητὰς vel simile quid expectaveris.

23 ἀπὸ et ἐπωνύμου μέχρι] Kenyon.

26 ἄρξαντας] Kenyon. || οἱ] post μόνοι addidit Jos. Mayor.

30 ἀδικίου] Harpocrat. s. v. hunc locum excripsit, fontem suum non indicans; praeterea Plut. Pericl. 32 affert Kenyon.

32 δὲ] ante δεκαπλοῦν inseruit Kenyon.

33 γραμμάτων] Blass Bywater Naber Burnet ex Harpocr. et Polluce (fr. Arist. 399 R.).

34 βουλῇ] Kenyon.

XXVII τοσ κ́ τουσ ενδοξοτατουσ κ́ απιστοτατουσ εχειροτονό κ́ γ́ εν ταισ στηλαισ προσ
ταισ συμμαχιαισ κ́ προ ξενι..σ κ́ πολιτειαισ ουτοσ ὰ γραφετ̀ νυν δ́ γεγονε κλη
ρωτοσ κληρουσι δ́ κ́ επι τουτοισ ν.μο. .....ν οσ π̀ καθητ̀ τηι βου^λ και αντιγραφε
ται κ́ ουτοσ παντασ χειροτονει δ́ ..ι ο δημοσ γραμματεα τον ὰ γνωσομ́ον αυτωι
και τηι βουληι κ́ ουτοσ ουδενοσ / κυριοσ αλλ η ..υ ὰ γνωναι κληροι δ́ κ́ ιεροποιουσ δεκα
τουσ επι τα εκθυματα καλουμ́ουσ .. τα τε ...τευτα ιερα ιερα θυουσιν καν τι καλλιερη
σαι δεηι καλλιερουσι μ̀ τ́ μαντε̇ κληροι δ́ κ́ ετερουσ δεκα τουσ κατ ενιαυτον καλου
μενουσ οι θυσιασ τε τινασ θυουσι . .ασ .....τηριδασ απασασ διοικουσιν πλην πανα
τη
θηναιων ε̄ . . πεντετηριδεσ μια . . ..σ δηλον / δ́ κ́ επ..ρισ ενταυθα δευτερα δ́ βραυ
ρωνια τριτη . ...α τεταρτη .... δ́ παναθηναια κ́ τουτ́ ουδ́ τρια εν
εν...... ρο ω χον
τωι αυτωι γινε... ..... δ́ πκειται . ... επι κηφισοφοντοσ αρχοντοσ κληρουσι δ́
κ́ εισ σαλαμινα αρχοντα κ́ εισ πει ...εα δ...ρχον οι τα τε διονυσια ποιουσι εκατερωθι
κ́ χορηγουσ καθιστασιν εν σαλαμ... δ́ κ́ το ονομα του αρχοντοσ ὰ γραφετ̀ αυ.αι μ́
ό αι αρχαι κληρωται τε κ́ κυριαι τ́ ....μ́ων ....ων // οι δ́ καλουμ́αι εννεα αρχοντεσ
το μ́ εξ αρχησ ον τροπον καθισταντο .... δ́ κληρουσιν θεσμοθετασ μ́ εξ κ́ γραμμα

35] post *ενδοξοτατουσ* vacat spatium quatuor litteris sufficiens, item in versu 36 post *προ*. || *απιστοτατουσ*] dubiae sunt litterae *ιστ*.
36 *πολιτειαισ*] pallidae sed tamen satis certae sunt litterae *πολιτ*.
40 *ιερα ιερα*] prior vox deleta.
43] ε̄ tantum non certum est, deinde putamus fuisse δ //, sed haec in lacuna perierunt.
44 *ουδ́ τρια*] hoc, non *ουδεμια* (Kenyon) in ms. esse videtur.
48 *....μ́ων*] primae litterae *ει* satis certae sunt.

---

35 *πιστοτάτους*] Kenyon; *ἀπειστοτάτους* (*qui corrumpi nequeant*) Ellis cum ms., parum probabiliter.
36 *προξενίαις*] Kenyon. || *πολιτείαις*] *ἀτελείαις* Wyse; sed *πολιτείαις* optime defendi posse coll. Dittenberg. Syll. 134 et 135 ostenderunt Campbell Newman vHerwerden (= *tituli quibus ius civitatis confertur*).
37 *τοὺς νόμους ἕτερον*] Kenyon.
39 *ἀλλ' ἢ*] *ἀλλὰ* Kenyon; correxerunt Blass vHerwerden Richards Gennadios. || *τοῦ*] Kenyon.

XVII μὲν οὖν οὗτος ἦν χειροτονητός, καὶ τοὺς ἐνδοξοτάτους καὶ πιστοτάτους 35
ἐχειροτόνουν· καὶ γὰρ ἐν ταῖς στήλαις πρὸς ταῖς συμμαχίαις καὶ προ- 36
ξενίαις καὶ πολιτείαις οὗτος ἀναγράφεται· νῦν δὲ γέγονε κληρωτός. 37

κληροῦσι δὲ καὶ ἐπὶ τοὺς νόμους ἕτερον, ὃς παρακάθηται τῇ βουλῇ,
καὶ ἀντιγράφεται καὶ οὗτος πάντας. χειροτονεῖ δὲ καὶ ὁ δῆμος γραμ- 38
ματέα, τὸν ἀναγνωσόμενον αὐτῷ καὶ τῇ βουλῇ, καὶ οὗτος οὐδενός 39
ἐστι κύριος ἀλλ' ἢ τοῦ ἀναγνῶναι.

Arist. 404 R. κληροῖ δὲ καὶ ἱεροποιοὺς δέκα, τοὺς ἐπὶ τὰ ἐκθύματα καλουμένους, 40
οἳ τά τε μαντευτὰ ἱερὰ θύουσιν, κἄν τι καλλιερῆσαι δέῃ καλλιεροῦσι 41
μετὰ τῶν μάντεων.

κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατ' ἐνιαυτὸν καλουμένους, οἳ 42
θυσίας τέ τινας θύουσι καὶ τὰς πεντετηρίδας ἁπάσας διοικοῦσι πλὴν
Παναθηναίων. πέντε δ' εἰσὶ πεντετηρίδες, μία μὲν ἡ εἰς Δῆλον (ἔστι 43
δὲ καὶ ἑπτετηρὶς ἐνταῦθα), δευτέρα δὲ Βραυρώνια, τρίτη δ' Ἡράκλεια, 44
τετάρτη δ' Ἐλευσίνια, πέμπτη δὲ Παναθήναια· καὶ τούτων οὐδὲ τρία
ἐν τῷ αὐτῷ ἐνιαυτῷ γίγνεται. νόμος δὲ πρόκειται περὶ τούτων τεθεὶς 45
329. ἐπὶ Κηφισοφῶντος ἄρχοντος.

κληροῦσι δὲ καὶ εἰς Σαλαμῖνα ἄρχοντα, καὶ εἰς Πειραιᾶ δήμαρχον, 46
οἳ τά τε Διονύσια ποιοῦσι ἑκατέρωθι καὶ χορηγοὺς καθιστᾶσιν· ἐν 47
Σαλαμῖνι δὲ καὶ τὸ ὄνομα τοῦ ἄρχοντος ἀναγράφεται.

55. αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰρημένων 48
πραγμάτων εἰσίν.

οἱ δὲ καλούμενοι ἐννέα ἄρχοντες τὸ μὲν ἐξ ἀρχῆς ὃν τρόπον 49
καθίσταντο εἴρηται ἤδη· νῦν δὲ κληροῦσι θεσμοθέτας μὲν ἓξ καὶ

---

40 *τὰ ἐκθύματα*] *τὰς θυσίας* aut *τὰ θύματα* mavult vHerwerden. || *οἳ* et *μαντευτὰ*] Kenyon. Sandys observat *μεμαντευμένα* legi in lex. Demosth. Patm. p. 11, et praeterea conferri iubet Bekk. Anecd. p. 265.

41 *μάντεων*] Kenyon.

42 *καὶ τὰς πεντετηρίδας*] Kenyon.

43 *πέντε δ' εἰσὶ*] vLeeuwen, *εἰσὶ δὲ* Kenyon, hinc *εἰσὶ δὲ τέτταρες* (δ̅) Blass. || *μὲν ἡ εἰς*] Kenyon. || *ἔστι — ἐνταῦθα*] haec spuria esse suspicatur vHerwerden.

43 *ἑπτετηρὶς* (*ἑπτατηρὶς*)] Kenyon.

44 *δ' Ἡράκλεια*] Kenyon coll. Polluc. VIII 107 et Harpocrat. s. v. || *δ' Ἐλευσίνια, πέμπτη δὲ*] vLeeuwen, *δὲ τὰ Ἐλευσίναδε* Kenyon, in ms. ea extare ratus, quod si verum esset, meras tenebras hoc loco offunderet nobis papyrus. || *οὐδὲ τρία*] *οὐδεμία* Kenyon, correxit vLeeuwen.

45 *ἐνιαυτῷ γί(γ)νεται*] Blass, *ἐγγίνεται* Kenyon, *ἔτει γίνεται* Jos. Mayor. || *νόμος — τεθεὶς*] sic supplevimus lacunam; Kenyon .. *δ' προκειται ..αισ* ... legere sibi visus est, unde infeliciter *τοῦτο δὲ πρόκειται γραφαῖς ταῖς ἐπὶ Κ. ἄ.* coniecit.

46 *Πειραι(έ)α δήμαρχον*] Kenyon.

47 *Σαλαμῖνι* et *αὗται*] Kenyon.

48 *εἰρημένων πραγμάτων*] Kenyon. || *ἐννέα*] delet Richards.

49 *εἴρηται ἤδη· νῦν*] Kenyon.

δ
XXVII τεα τουτοισ ετι δ αρχοντα κ' βασι... κ' πολεμαρχον κ' μεροσ εξ εκαστησ φυλησ κοκι
μαζοντ' δ ουτοι πρωτον μ' εν τηι ... τοισ φ .... του γραμματεωσ ουτοσ δ εν δικαστη
ριωι μονον ωσπερ οι αλλοι αρχον... παν.... . οι κληρωτοι κ' οι χειροτονητοι δοκιμα
ε
σθεντασ αρχουσιν οι δ εννεα αρχοντεσ .. τε τηι βουληι και παλιν εν δικαστηριωι
και προτερον μ' ουκ ηρχεν οντ.. . ποδοκιμασειεν η βουλη νυν δ εφεσισ / εισ το δικα
στηριον κ' τουτο κυριον / τ' δοκι..σιασ ε.... τωσιν δ οταν δοκιμαζωσιν πρωτον μ' τισ

COL. XXVIII.

XXVIII σοι πατηρ και ποθεν τ' δημων κ' τισ πατηρ πατροσ κ' τισ μητηρ
κ' τισ μητροσ πατηρ κ' ποθεν τ' δημων μ' δ' ταυτα ει εστιν αυτωι απολλων
ε
πατρωιοσ κ' ζευσ ερκειοσ κ' που ταυτα τα ιερα / ειτα ηρια ει εστιν και που ταυ
ια
τα επειτα γονεασ ει ευ ποιει . τα τελη τελει κ' τασ στρατειασ ει εστρατευ
επειδαν δ' π'σχηται
ται ταυτα δ ανερωτησασ καλει φησιν τουτ' τουσ μαρτυρασ επερωται του μι
του βουλευτ' τισ κατηγορειν καν μ' η τισ κατηγοροσ δουσ κατηγοριαν κ' απο
λογιαν ουτω διδωσιν εν μ' τηι βουλ τ' επιχειροτονιαν εν δ' τωι δικαστηριωι
τ' ψηφον εαν δ' μηδεισ βουληται κατηγορειν ευθυσ διδωσι τ' ψηφον κ'
λ
προτερον μ' εισ ενεβαλε τ' . ηφον νυν δ αναγκη παντασ / δ' ψηφιζεσθ'
π' αυτ' ινα αν τισ πονηροσ . ν απαλλαξη τουσ κατηγορουσ επι τοισ δικα
σταισ γενηνηται τουτον απ . δοκιμασαι δοκιμασθεν δ' τουτον τον τροπον
βαδιζουσι προσ τον λιθον εφ ο. τα τομι / εφ ου και οι διαιτηται ομοσαντεσ απο
φαινοντ' τασ διαιτασ κ' οι μαρτυρεσ εξομνυνται τασ μαρτυριασ α' βαντεσ
ω
δ' πι τουτον ομνυουσιν δικ'ωσ αρξειν κ' κ' τουσ νομουσ κ' δωρα μη ληψεσθ' τ' αρ
χησ ενεκα καν τι λαβωσι ανδριαντα αναθησειν χρυσουν εντευθεν δ ο

---

3 εστιν] littera ε iterata.
9 δ' ψηφιζεσθ'] sic, non δ' ψηφιζεσθ' (Kenyon δὲ ψηφίζεσθαι), ms.
11 γενηνηται] deletae sunt litterae tertia et quarta.
12 εφ ο. τα τομι /] sic, non υφ [ωι] τα ταμι (Kenyon), papyrus.
14 δικ'ωσ] iterata est littera ω.

LVII γραμματέα τούτοις, ἔτι δ' ἄρχοντα καὶ βασιλέα καὶ πολέμαρχον, κατὰ 50
μέρος ἐξ ἑκάστης φυλῆς.
Arist. 374 et 75 B. δοκιμάζονται δ' οὗτοι πρῶτον μὲν ἐν τῇ βουλῇ τοῖς πεντακοσίοις, 51
πλὴν τοῦ γραμματέως, οὗτος δ' ἐν τῷ δικαστηρίῳ μόνον, ὥσπερ οἱ ἄλλοι 52
ἄρχοντες (πάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες 53
ἄρχουσιν), οἱ δ' ἐννέα ἄρχοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν τῷ δικα-
στηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντιν' ἀποδοκιμάσειεν ἡ βουλή, 54
νῦν δ' ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον, καὶ τοῦτο κύριόν ἐστι τῆς 55
LVIII δοκιμασίας. ἐπερωτῶσι δ', ὅταν δοκιμάζωσιν, πρῶτον μέν· „τίς σοι 1
πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ,
καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων;" μετὰ δὲ ταῦτα εἰ ἔστιν 2
αὐτῷ Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά 3
ἐστιν, εἶτα ἠρία εἰ ἔστιν, καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ καὶ 4
τὰ τέλη τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δ' ἀνερωτήσας 5
„κάλει" φησίν „τούτων τοὺς μάρτυρας." ἐπειδὰν δὲ παράσχηται τοὺς
μάρτυρας, ἐπερωτᾷ· „τούτου βούλεταί τις κατηγορεῖν;" κἂν μὲν ᾖ τις 6
κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν, οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ 7
τὴν ἐπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς 8
βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον· καὶ πρότερον μὲν εἷς 9
ἐνέβαλλε τὴν ψῆφον, νῦν δ' ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ 10
αὐτῶν, ἵν' ἐάν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς
δικασταῖς γένηται τοῦτον ἀποδοκιμάσαι. 11
Arist. 374 et 7 B. δοκιμασθέντες δὲ τοῦτον τὸν τρόπον βαδίζουσι πρὸς τὸν λίθον ἐφ' 12
οὗ τὰ τόμι' ἐστίν, ἐφ' οὗ καὶ οἱ διαιτηταὶ ὀμόσαντες ἀποφαίνονται τὰς 13
διαίτας καὶ οἱ μάρτυρες ἐξόμνυνται τὰς μαρτυρίας. ἀναβάντες δ' ἐπὶ 14
Arist. 11 B. τοῦτον ὀμνύουσι δικαίως ἄρξειν καὶ κατὰ τοὺς νόμους, καὶ δῶρα μὴ
λήψεσθαι τῆς ἀρχῆς ἕνεκα, κἂν τι λάβωσιν, ἀνδριάντα ἀναθήσειν 15

---

50 *βασιλέα*] Kenyon.
51 *βουλῇ*] Kenyon. || *πλὴν*] Kenyon. || *τῷ*] addidimus.
52 *ἄρχοντες πάντες γὰρ καὶ*] Kenyon.
53 *ἐν*] Kenyon. || *τῷ*] addidimus.
54 *ὅντιν' ἀποδοκιμάσειεν*] Kenyon.
55 *δοκιμασίας. ἐπερωτῶσι(ν)*] Kenyon.
3 *ἠρία*] Kenyon conferri iubet Demosth. in Eubul. p. 1319 et Dinarch. contr. Arist. p. 107.
4 *καὶ*] Kenyon.
6 *βούλεται*] Kenyon.
9 *ψῆφον*] Kenyon. || *διαψηφίζεσθαι*] *δὲ ψηφίζεσθαι* Kenyon per errorem; correxerunt vLeeuwen Blass Wyse.
10 *ἵν' ἐὰν*] Fraenkel. || *ὢν*] Kenyon.
11 *δοκιμασθέντες*] Blass vHerwerden Naber Keil alii.
12 *ἐφ' οὗ τὰ τόμι'*] *ὑφ' ᾧ τὰ ταμιεῖα* Kenyon, quem in errorem abduxit textus Pollucis VIII 86; correxit vLeeuwen coll. Bergk. ad Polluc. l. l.; item Fraenkel.

XXVIII μοσαντεσ εισ ακροπολιν βαδιζουσιν κ' παλιν εκει ταυτα ομνυουσι κ' μ̀ ταυ
ταυτ εισ την αρχην εισερχονται λαμβανουσι δ' κ' παρεδρουσ ο τ αρχων κ' ο
βασι^λ κ' ο πολεμαρχοσ δυο εκαστοσ ουσ εαν βουλητ꙰ κ' ουτοι δοκιμαζονται εν
τωι δικαστηριωι πριν παρεδρευειν κ' ευθυνασ διδοασιν επαν παρεδρευ
σωσιν κ' ο μ' αρχων ευθυσ εισελθων πρωτον μ' κηρυττει οσα τισ ειχεν
πριν αυτον εισελθειν εισ τ̀ αρχην ταυτ εχειν κ' κρατειν μεχρι αρχησ
χο
τελουσ επειτα χρρηγουσ τραγωιδοισ καθιστησι τρε.. .ξ απαντ' αθηναι^ω
τουσ πλουσιωτατουσ προτερον δ' κ' κωμωιδοισ κ....τη πεντε νυν δ' του
τοισ αι φυλαι φερουσιν επειτα π̀λαβων τουσ χορη.... .ουσ ενηνεγμ'ουσ ὐ
τ' φυλων εισ διονυσια ανδρασιν και παισιν κ' κωμωιδο.σ κ' εισ θαργηλια
ανδρασιν κ' παισιν εισι δ οι μ' εισ διονυσια κ̀ φυλασ ε.σ θαργηλια . δυειν
φυλαιν εισ παρεχει δ εν μ.... εκατερα τ' φυλων το.... ... αντιδο
σεισ ποιει κ' τα σκηψεισ εισ.... ..ν τισ η λε..............ι η π..σ ετε
η η ο
ρον ταυτην τ̀ λειτουργ............................τεραν λειτουρ
γιαν κ' τ' χρονων αυτω........ειασ μη εξ .... ετη μη γε
γονεναι δει γ' τον τοισ παι... ...ηγότα υπερ τετταρα....α ετη γεγονε
ν꙰ καθιστησι δ' κ' εισ δη..ν χορηγουσ κ' αρχιθεω.... .ωι τριακοντορι
ωι τωι τουσ ηιθεουσ αγοντι πομπων δ επιμελει.. . .. τωι ασκληπιωι
γινομ'ησ οταν οικουρω... οι μυσται κ' τ̀ διονυσιων τ' ....λων μ̀ τ' επιμε
λητ' ουσ προτερον μ' ο δημοσ εχειροτονει δεκα οντασ . .. εισ τ̀ πομπην

---

16 ταυ] litterae deletae.
18 εκαστοσ] sic, non εκατεροσ (Kenyon) ms.
21 αρχησ] litterae dubiae.
28 τα] prius fuit τ'.
29] lacuna triginta fere litterarum, quae partim adhuc supersunt. **Ubi reperta erit vera** lectio, agnosci poterit in papyro.
33 επιμελει..] sic, non επεμελει[το], quod legit Kenyon, ms.

---

18 ἕκαστος] ἑκάτερος Kenyon, unde vLeeuwen iniuria suspicatus est verba καὶ ὁ βασιλεύς, quae apud Harpocrat. s. v. πάρεδρος desunt, spuria esse. **E coniectura emendavit vHerwerden, errasse se concedit nunc** Kenyon. || ἂν] **vid. ad XII[31].**

XXVIII χρυσοῦν. ἐντεῦθεν δ' ὀμόσαντες εἰς ἀκρόπολιν βαδίζουσι καὶ πάλιν ἐκεῖ 16
ταὐτὰ ὀμνύουσι, καὶ μετὰ ταῦτα εἰς τὴν ἀρχὴν εἰσέρχονται. 17

Arist. fr. 389 R.

56. λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τ' ἄρχων καὶ ὁ βασιλεὺς καὶ 18
ὁ πολέμαρχος δύο ἕκαστος οὓς ἂν βούληται, καὶ οὗτοι δοκιμάζονται ἐν
τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπειδὰν παρε- 19
δρεύσωσιν. 20

καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει· ὅσα τις εἶχε
πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ' ἔχειν καὶ κρατεῖν μέχρι 21
ἀρχῆς τέλους. ἔπειτα χορηγοὺς τραγῳδοῖς καθίστησι τρεῖς ἐξ ἁπάντων 22
Ἀθηναίων, τοὺς πλουσιωτάτους· πρότερον δὲ καὶ κωμῳδοῖς καθίστη 23
(Arist. fr. 381 R.) πέντε, νῦν δὲ τούτοις αἱ φυλαὶ φέρουσιν. ἔπειτα παραλαβὼν τοὺς 24
χορηγοὺς τοὺς ἐνηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς Διονύσια ἀνδράσι καὶ 25
παισὶ καὶ κωμῳδοῖς, καὶ εἰς Θαργήλια ἀνδράσι καὶ παισὶν (εἰσὶ δ' οἱ 26
μὲν εἰς Διονύσια κατὰ φυλάς, εἰς Θαργήλια δὲ δυοῖν φυλαῖν εἷς, 27
παρέχει δ' ἐν μέρει ἑκατέρα τῶν φυλῶν τοῦτον), τὰς ἀντιδόσεις ποιεῖ 28
καὶ τὰς σκήψεις εἰσάγει, ἐάν τις ἢ λέγῃ πένης εἶναι ἢ πρὸς ἕτερον 29
ταύτην τὴν λῃτουργίαν μᾶλλον ἀνήκειν ἢ λῃτουργεῖν ἤδη ἑτέραν λῃτουργίαν 30
ἢ τῶν χρόνων αὐτῷ ἕνεκα ...ειας μὴ ἐξεῖναι, διὰ τὸ τὰ νόμιμα ἔτη μὴ
(Arist. fr. 431 R.) γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παισὶ χορηγοῦντα ὑπὲρ τετταράκοντα ἔτη 31
γεγονέναι. καθίστησι δὲ καὶ εἰς Δῆλον χορηγοὺς καὶ ἀρχιθεώρους τῷ 32
τριακοντορίῳ τῷ τοὺς ἠθέους ἄγοντι. πομπῶν δ' ἐπιμελεῖται τῆς τε 33
τῷ Ἀσκληπιῷ γιγνομένης ὅταν οἰκουρῶσιν οἱ μύσται, καὶ τῆς Διονυσίων 34
τῶν μεγάλων μετὰ τῶν ἐπιμελητῶν, οὓς πρότερον μὲν ὁ δῆμος ἐχειρο- 35

---

19 *ἐπειδὰν*] vHerwerden.

20 *ὅσα — κρατεῖν*] verba obscura et corrupta.

22 *τρεῖς ἐξ*] Kenyon.

23 *τοὺς πλουσιωτάτους*] spuria, certe parum apta esse observat Richards. || *τούτοις — φέρουσιν*] i. e. *τοῖς κωμῳδοῖς χορηγοὺς φέρουσιν*, *in comicorum certamen choregos designant ipsae tribus*. Wyse mavult *τούτους* coll. Demosth. 39 § 7. || *καθίστη*] Kenyon.

24 *χορηγοὺς τοὺς*] Kenyon.

26] particulam *δὲ* Kenyon minus recte ante *Θαργήλια* inseruit, cum in ms. post hanc vocem legatur. || *δυοῖν*] sic scripsimus propter causam quae ad XXVI[23] indicata est.

27 *μέρει*] Kenyon. || *τοῦτον*] Richards, *τούτοις* Kenyon. || *τὰς*] Kenyon.

28 *εἰσάγει, ἐὰν*] Kenyon. || *λέγῃ πένης εἶναι ἢ*] vLeeuwen. || *πρὸς*] Kenyon.

29 *λῃτουργίαν*] Kenyon. || *μᾶλλον ἀνήκειν ἢ λῃτουργεῖν ἤδη*] Sandys vLeeuwen ad sententiam explendam, quamquam in papyro aliud quid videtur scriptum fuisse. || *ἑτέραν*] Kenyon.

30 *ἢ*] vHerwerden. || *ἕνεκα ...ειας μὴ ἐξεῖναι διὰ τὸ τὰ νόμιμα*] sic locum supplevimus, singula sane verba non praestantes.

31 *παισί(ν) χορηγοῦντα* et *τετταράκοντα*] Kenyon.

32 *Δῆλον*] Kenyon. || *ἀρχιθεώρους*] CTorr (cui nunc assentitur Kenyon), *ἀρχιθέωρον* Fraenkel; *ἀρχιέρων τὸν* Kenyon. || *τῷ*] Kenyon.

33 *ἐπιμελεῖται*] Rutherford alii, *ἐπεμελεῖτο* Kenyon. || *τῆς τε*] Kenyon.

34 *οἰκουρῶσιν οἱ*] *οἰκουρῶσι* Kenyon; correxit vHerwerden. || *μεγάλων*] Kenyon.

35 *καὶ τὰ*] Kenyon.

XXVIII αναλωματα παρ αυτων ην...ον νυν δ ενα τ' φυλ.. ...στησ κληροι ε'
διδωσιν εισ τ' κ' σ———κευην εκατον μνασ επιμελ..... δ' κ' τησ εισ θαρ
γηλια κ' τ' τωι διϊ τωι σωτηρι διοικει δ' κ' τον αγωνα το. ....υσιων ουτοσ
κ' τ' θαργηλιων εορτ' μ' ό επιμελ..τ ⁊ τουτ' γραφαι δ· . ..και λανγχανον
τ ⁊ προσ αυτον ασ ανακρινασ ειτ ... ..καστηριον εισα... ..νεων κακωσεωσ
ειν
αυται δ // αζημιοι τωι βουλομ'ωι δι..ειν ορφανων κ...σεωσ αυται δ //
κ τ' επιτροπ^{ω} επικληρου κακωσε.. ...αι δ // κ' . επιτροπων κ' τ' σα
.ικ.
κότ' οικου ορφανου κακωσεωσ // δ' κ' .... επιτρο.ων παρανοιασ εαν
τισ αιτιαται τινα παρανοότα τα π...... .πολλυν.. εισ διαιτητ' αιρε
σιν εαν τισ μη θελη. .οιν. .. .. εισ επι..οπησ κ' στασιν εισ
επιτροπησ διαδικασιαν ... .ιν επιτ..... .ον αυτον ενγραψαι
κληρων κ' επικληρων επι........ ....αι δ' κ' τ' ...ανων κ' τ' επικλη
ρων κ' τ' γυναι^{κ} οσαι αν τελευ........ ... .οσ σκη...νται κυειν κ' κυρι
οσ / τοισ αδικουσιν επιβαλ.... .... το δικα...ριον μισθοι δ' κ' τουσ
.ιτ.
οικουσ τ' ορφανων κ' τ' επικ..... .... α και δ...τεισ γενηται κ' τα
αποτιμηματα λαμβαν.. . ... εαν μη ...δωσι τοισ παισι τον
σιτον ουτοσ εισπραττει κ' ο . ...⁊ τουτ' . . βασι^{λ} πρωτον μ'
μυστηριων επιμελειτ. ⁚ τ' .... ο δημ.. .ειροτονει δυο μ' εξ

---

38 *το.*] hoc (*τον*), non *των* (Kenyon) in papyro esse videtur.
39 *λανγχανον*] deleta est littera tertia.
41 *δι..ειν*] iteratae sunt litterae *ειν*.
43 sqq.] in mediis versibus locum ubi charta vitium contraxerat calamo praeteriit librarius.

---

36 *ἤνεγκον*] Kenyon, *ἠνάλισκον* (sic) Blass, *ἀνήλισκον* Kontos, quae tamen vix capit lacuna. || *φυλῆς ἑκάστης*] Kenyon.
37 *ἐπιμελεῖται*] Kenyon.
38 *τὸν*] omisit Kenyon. || *τῶν Διονυσίων*] Kenyon.
39 *δὲ καὶ δίκαι*] Kenyon.
40 *εἰς τὸ*] *εἰς* Kenyon (cum pap.). || *δικαστήριον εἰσάγει*] Kenyon. || *γονέων*] Blass Wyse Sandys, *νέων* Kenyon.
41 *διώκειν* et *κακώσεως*] Kenyon.
42 *κακώσεως αὗται* et *τῶν*] Kenyon.
43 *αὗται κατὰ τῶν ἐπιτρόπων*] Kenyon.
44 *πατρῷα*] Wyse, *ἑαυτοῦ κτήματα* Kenyon. || *ἀπολλύναι*] Kenyon, *κατεδηδοκέναι* expectat vHerwerden. || *δατητῶν*] Kenyon ex Harpocrat. et lex. Cantabr. (fr. Arist. 383 R.).
45 *κοινὰ τὰ ὄντα νέμεσθαι*] Kenyon ex lex. Cantabr. l. l. || *ἐπιτροπῆς*] Kenyon. || *κατάστασιν*] post hoc vocabulum deesse quaedam putat Rutherford.
46 *ἐὰν πλείους ἅμα ἐθέλωσιν ἐπίτροπον εἶν*

XXVII νυμος ὁ τῷ προτέρῳ ἔτει δεδιαιτηκώς, νῦν δ' εἰς στήλην χαλκῆν
ἀναγράφονται, καὶ ἵσταται ἡ στήλη πρὸ τοῦ βουλευτηρίου παρὰ τοὺς 15
ἐπωνύμους. τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων λαβόντες οἱ τετταράκοντα 16
διανέμουσιν αὐτοῖς τὰς διαίτας, καὶ ἐπικληροῦσιν ἃς ἕκαστος διαιτήσει· 17
καὶ ἀναγκαῖον ἃς ἂν ἕκαστος λάχῃ διαίτας ἐκδιαιτᾶν. ὁ γὰρ νόμος, 18
ἐάν τις μὴ γένηται διαιτητὴς τῆς ἡλικίας αὐτῷ καθη-
κούσης, ἄτιμον εἶναι κελεύει, πλὴν ἐὰν τύχῃ ἀρχὴν ἄρχων τις ἐν 19
ἐκείνῳ τῷ ἐνιαυτῷ ἢ ἀποδημῶν, οὗτοι δ' ἀτελεῖς εἰσι μόνοι. ἔστιν 20
δὲ καὶ εἰσαγγέλλειν εἰς τοὺς δικαστὰς ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ
διαιτητοῦ· κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι. 21
ἔφεσις δ' ἐστὶ καὶ τούτοις. χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς 22
στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι προγράφουσιν ἀπὸ τίνος ἄρχον- 23
τος καὶ ἐπωνύμου μέχρι τίνων δεῖ στρατεύεσθαι.

54. κληροῦσι δὲ καὶ τάσδε τὰς ἀρχάς· ὁδοποιοὺς πέντε, οἷς προστέ- 24
τακται δημοσίους ἐργάτας ἔχουσι τὰς ὁδοὺς ἐπισκευάζειν· καὶ λογιστὰς 25
Arist. fr. 406 B. δέκα, καὶ συνηγόρους τούτοις δέκα, πρὸς οὓς ἅπαντας ἀνάγκη τοὺς 26
(et 407?) τὰς ἀρχὰς ἄρξαντας λόγον ἀπενεγκεῖν. οὗτοι γάρ εἰσι μόνοι οἱ τοῖς 27
ὑπευθύνοις λογιζόμενοι καὶ τὰς εὐθύνας εἰς τὸ δικαστήριον εἰσάγοντες.
κἂν μέν τινα κλέπτοντ' ἐξελέγξωσι, κλοπὴν οἱ δικασταὶ καταγιγνώσκουσι, 28
καὶ τὸ γνωσθὲν ἀποτίνεται δεκαπλοῦν· ἐὰν δέ τινα δῶρα λαβόντα 29
ἐπιδείξωσι καὶ καταγνῶσιν οἱ δικασταί, δώρων τιμῶσιν, ἀποτίνεται 30
δὲ καὶ τοῦτο δεκαπλοῦν· ἐὰν δ' ἀδικεῖν καταγνῶσιν, ἀδικίου τιμῶσιν, 31
ἀποτίνεται δὲ τοῦθ' ἁπλοῦν ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἐκτείσῃ τις,
εἰ δὲ μή, διπλοῦται· τὸ δὲ δεκαπλοῦν οὐ διπλοῦται. 32
Arist. fr. 399 B. κληροῦσι δὲ καὶ γραμματέα τὸν κατὰ πρυτανείαν καλούμενον, ὃς 33
τῶν γραμμάτων ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γιγνόμενα φυλάττει,
καὶ τἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ. πρότερον 34

---

14 ἔτει] Kenyon. || δεδιαιτηκώς] an δεδῃτηκώς? — Vocatur ἐπώνυμος — δεδιαιτηκώς is quem eponymum habuerunt diaetetae praecedentis anni; cf. τελευταῖον — λαβόντες vs. 16.
15 ἵσταται] nova quotannis. || βουλευτηρίου] Kenyon. || παρὰ] Naber Gertz et dubitanter Kenyon (π' leg. π'; cf. XXV[44] κ' leg. π').
16 τετταράκοντα] Kenyon.
19 τις ἐν] Burnet, ἄλλην Kenyon.
20 δικαστὰς] Kenyon ex Harpocrat. s. v. εἰσαγγελία. Vulgatum διαιτητὰς defendunt **Hardie** et **Gertz** coll. Demosth. c. Midiam § 89 sq.; sic tamen εἰς τοὺς ἄλλους διαιτητὰς vel simile quid expectaveris.
23 ἀπὸ et ἐπωνύμου μέχρι] Kenyon.
26 ἄρξαντας] Kenyon. || οἱ] post μόνοι addidit Jos. Mayor.
30 ἀδικίου] Harpocrat. s. v. hunc locum excripsit, fontem suum non indicans; praeterea Plut. Pericl. 32 affert Kenyon.
32 δὲ] ante δεκαπλοῦν inseruit Kenyon.
33 γραμμάτων] Blass Bywater Naber Burnet ex Harpocr. et Polluce (fr. Arist. 399 R.).
34 βουλῇ] Kenyon.

XXVII τοσ κ' τουσ ενδοξοτατουσ   κ' απιστοτατουσ εχειροτονό κ' γ' εν ταισ στηλαισ προσ
ταισ συμμαχιαισ κ' προ   ξενι..σ κ' πολιτειαισ ουτοσ ἀ γραφετ⁊ νυν δ' γεγονε κλη
ρωτοσ κληρουσι δ' κ' επι τουτοισ ν.μο. .....ν οσ π̀ καθητ⁊ τηι βου^λ^ και αντιγραφε
ται κ' ουτοσ παντασ χειροτονει δ' ..ι ο δημοσ γραμματεα τον ἀ γνωσομ'ον αυτωι
και τηι βουληι κ' ουτοσ ουδενοσ / κυριοσ αλλ η ..υ ἀ γνωναι κληροι δ' κ'
ιεροποιουσ δεκα
τουσ επι τα εκθυματα καλουμ'ουσ .. τα τε ...τευτα ιερα ιερα θυουσιν καν τι καλλιερη
σαι δεηι καλλιερουσι μ̀ τ' μαντε κληροι δ' κ' ετερουσ δεκα τουσ κατ ενιαυτον καλου
μενουσ οι θυσιασ τε τινασ θυουσι . .ασ .....τηριδασ απασασ διοικουσιν πλην πανα
(τη)
θηναιων ε̄ . . πεντετηριδεσ μια . . ..σ δηλον / δ' κ' επ..ρισ ενταυθα δευτερα δ' βραυ
ρωνια τριτη . ...α τεταρτη .... δ' παναθηναια κ' τουτ' ουδ' τρια εν
(εν......) (ρο) (ω) (χον)
τωι αυτωι γινε... ..... δ' πκειται . ... επι κηφισοφοντοσ αρχοντοσ
κληρουσι δ'
κ' εισ σαλαμινα αρχοντα κ' εισ πει ...εα δ...ρχον οι τα τε διονυσια ποιουσι εκατερωθι
κ' χορηγουσ καθιστασιν εν σαλαμ... δ' κ' το ονομα του αρχοντοσ ἀ γραφετ⁊ αυ.αι μ'
ό αι αρχαι κληρωται τε κ' κυριαι τ' ....μ'ων ....ων // οι δ' καλουμ'αι
εννεα αρχοντεσ
το μ' εξ αρχησ ον τροπον καθισταντο .... δ' κληρουσιν θεσμοθετασ
μ' εξ κ' γραμμα

35] post *ενδοξοτατουσ* vacat spatium quatuor litteris sufficiens, item in versu 36 post *προ*. || *απιστοτατουσ*] dubiae sunt litterae *ιστ*.
36 *πολιτειαισ*] pallidae sed tamen satis certae sunt litterae *πολιτ*.
40 *ιερα ιερα*] prior vox deleta.
43] ε̄ tantum non certum est, deinde putamus fuisse *δ //*, sed haec in lacuna perierunt.
44 *ουδ' τρια*] hoc, non *ουδεμια* (Kenyon) in ms. esse videtur.
48 *....μ'ων*] primae litterae *ει* satis certae sunt.

---

35 *πιστοτάτους*] Kenyon; *ἀπειστοτάτους* (*qui corrumpi nequeant*) Ellis cum ms., parum probabiliter.
36 *προξενίαις*] Kenyon. || *πολιτείαις*] *ἀτελείαις* Wyse; sed *πολιτείαις* optime defendi posse coll. Dittenberg. Syll. 134 et 135 ostenderunt Campbell Newman vHerwerden (= *tituli quibus ius civitatis confertur*).
37 *τοὺς νόμους ἕτερον*] Kenyon.
39 *ἀλλ' ἢ*] *ἀλλὰ* Kenyon; correxerunt Blass vHerwerden Richards Gennadios. || *τοῦ*] Kenyon.

XXVII μὲν οὖν οὗτος ἦν χειροτονητός, καὶ τοὺς ἐνδοξοτάτους καὶ πιστοτάτους 35
ἐχειροτόνουν· καὶ γὰρ ἐν ταῖς στήλαις πρὸς ταῖς συμμαχίαις καὶ προ- 36
ξενίαις καὶ πολιτείαις οὗτος ἀναγράφεται· νῦν δὲ γέγονε κληρωτός. 37

κληροῦσι δὲ καὶ ἐπὶ τοὺς νόμους ἕτερον, ὃς παρακάθηται τῇ βουλῇ,
καὶ ἀντιγράφεται καὶ οὗτος πάντας. χειροτονεῖ δὲ καὶ ὁ δῆμος γραμ- 38
ματέα, τὸν ἀναγνωσόμενον αὐτῷ καὶ τῇ βουλῇ, καὶ οὗτος οὐδενός 39
ἐστι κύριος ἀλλ' ἢ τοῦ ἀναγνῶναι.

Arist. fr. 404 R. κληροῖ δὲ καὶ ἱεροποιοὺς δέκα, τοὺς ἐπὶ τὰ ἐκθύματα καλουμένους, 40
οἳ τά τε μαντευτὰ ἱερὰ θύουσιν, κἄν τι καλλιερῆσαι δέῃ καλλιεροῦσι 41
μετὰ τῶν μάντεων.

κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατ' ἐνιαυτὸν καλουμένους, οἳ 42
θυσίας τέ τινας θύουσι καὶ τὰς πεντετηρίδας ἁπάσας διοικοῦσι πλὴν
Παναθηναίων. πέντε δ' εἰσὶ πεντετηρίδες, μία μὲν ἡ εἰς Δῆλον (ἔστι 43
δὲ καὶ ἑπτετηρὶς ἐνταῦθα), δευτέρα δὲ Βραυρώνια, τρίτη δ' Ἡράκλεια, 44
τετάρτη δ' Ἐλευσίνια, πέμπτη δὲ Παναθήναια· καὶ τούτων οὐδὲ τρία
ἐν τῷ αὐτῷ ἐνιαυτῷ γίγνεται. νόμος δὲ πρόκειται περὶ τούτων τεθεὶς 45
A. 329. ἐπὶ Κηφισοφῶντος ἄρχοντος.

κληροῦσι δὲ καὶ εἰς Σαλαμῖνα ἄρχοντα, καὶ εἰς Πειραιᾶ δήμαρχον, 46
οἳ τά τε Διονύσια ποιοῦσι ἑκατέρωθι καὶ χορηγοὺς καθιστᾶσιν· ἐν 47
Σαλαμῖνι δὲ καὶ τὸ ὄνομα τοῦ ἄρχοντος ἀναγράφεται.

55. αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰρημένων 48
πραγμάτων εἰσίν.

οἱ δὲ καλούμενοι ἐννέα ἄρχοντες τὸ μὲν ἐξ ἀρχῆς ὃν τρόπον 49
καθίσταντο εἴρηται ἤδη· νῦν δὲ κληροῦσι θεσμοθέτας μὲν ἓξ καὶ

---

40 τὰ ἐκθύματα] τὰς θυσίας aut τὰ θύματα mavult vHerwerden. || οἳ et μαντευτὰ] Kenyon. Sandys observat μεμαντευμένα legi in lex. Demosth. Patm. p. 11, et praeterea conferri iubet Bekk. Anecd. p. 265.

41 μάντεων] Kenyon.

42 καὶ τὰς πεντετηρίδας] Kenyon.

43 πέντε δ' εἰσὶ] vLeeuwen, εἰσὶ δὲ Kenyon, hinc εἰσὶ δὲ τέτταρες ($\overline{δ}$) Blass. || μὲν ἡ εἰς] Kenyon. || ἔστι — ἐνταῦθα] haec spuria esse suspicatur vHerwerden.

43 ἑπτετηρὶς (ἑπτατηρὶς)] Kenyon.

44 δ' Ἡράκλεια] Kenyon coll. Polluc. VIII 107 et Harpocrat. s. v. || δ' Ἐλευσίνια, πέμπτη δὲ] vLeeuwen, δὲ τὰ Ἐλευσίναδε Kenyon, in ms. ea extare ratus, quod si verum esset, meras tenebras hoc loco offunderet nobis papyrus. || οὐδὲ τρία] οὐδεμία Kenyon, correxit vLeeuwen.

45 ἐνιαυτῷ γί(γ)νεται] Blass, ἐγγίνεται Kenyon, ἔτει γίνεται Jos. Mayor. || νόμος — τεθεὶς] sic supplevimus lacunam; Kenyon .. δ' προκειται ..αισ ... legere sibi visus est, unde infeliciter τοῦτο δὲ πρόκειται γραφαῖς ταῖς ἐπὶ Κ. ἄ. coniecit.

46 Πειραι(έ)α δήμαρχον] Kenyon.

47 Σαλαμῖνι et αὗται] Kenyon.

48 εἰρημένων πραγμάτων] Kenyon. || ἐννέα] delet Richards.

49 εἴρηται ἤδη· νῦν] Kenyon.

δ
XXVII τεα τουτοισ ετι δ αρχοντα κ' βασι... κ' πολεμαρχον κ' μεροσ εξ εκαστησ φυλησ και
μαζοντ῀ δ ουτοι πρωτον μ' εν τηι ... τοισ φ .... του γραμματεωσ ουτοσ δ εν δικαστη
ριωι μονον ωσπερ οι αλλοι αρχον... παν..... οι κληρωτοι κ' οι χειροτονητοι δοκιμα
σθεντασ αρχουσιν οι δ εννεα αρχοντεσ .. τε τηι βουληι και παλιν εν δικαστηριωι
και προτερον μ' ουκ ηρχεν οντ.. .ποδοκιμασειεν η βουλη νυν δ εφεσισ / εισ το δικα
στηριον κ' τουτο κυριον / τ' δοκι..σιασ ε....τωσιν δ οταν δοκιμαζωσιν πρωτον μ' τισ

COL. XXVIII.

XXVIII σοι πατηρ και ποθεν τ' δημων κ' τισ πατηρ πατροσ κ' τισ μητηρ
κ' τισ μητροσ πατηρ κ' ποθεν τ' δημων μ' δ' ταυτα ει εστιν αυτωι απολλων
πατρωιοσ κ' ζευσ ερκειοσ κ' που ταυτα τα ιερα / ειτα ηρια ει εστιν και που ταυ
ια
τα επειτα γονεασ ει ευ ποιει . τα τελη τελει κ' τασ στρατειασ ει εστρατευ
επειδαν δ' κ' σχη
ται ταυτα δ ανερωτησασ καλει φησιν τουτ' τουσ μαρτυρασ επερωται του μ
του βουλευτ῀ τισ κατηγορειν καν μ' η τισ κατηγοροσ δουσ κατηγοριαν κ' απο
λογιαν ουτω διδωσιν εν μ' τηι βουλ τ' επιχειροτονιαν εν δ' τωι δικαστηριωι
τ' ψηφον εαν δ' μηδεισ βουληται κατηγορειν ευθυσ διδωσι τ' ψηφον κ'
λ
προτερον μ' εισ ενεβαλε τ' .ηφον νυν δ αναγκη παντασ / δ' ψηφιζεσθ'
π' αυτ' ινα αν τισ πονηροσ .ν απαλλαξη τουσ κατηγορουσ επι τοισ δικα
σταισ γενηνηται τουτον απ.δοκιμασαι δοκιμασθεν δ' τουτον τον τροπον
βαδιζουσι προσ τον λιθον εφ ο. τα τομι / εφ ου και οι διαιτηται ομοσαντεσ απο
φαινοντ῀ τασ διαιτασ κ' οι μαρτυρεσ εξομνυνται τασ μαρτυριασ α' βαντεσ
ω
δ' τι τουτον ομνυουσιν δικ ωσ αρξειν κ' κ' τουσ νομουσ κ' δωρα μη ληψεσθ' τ' αρ
χησ ενεκα καν τι λαβωσι ανδριαντα αναθησειν χρυσουν εντευθεν δ ο

3 εστιν] littera ι iterata.
9 δ' ψηφιζεσθ'] sic, non δ' ψηφιζεσθ' (Kenyon δει ψηφιζεσθαι), ms.
11 γενηνηται] deletae sunt litterae tertia et quarta.
12 εφ ο. τα τομι] sic, non εφ [ου] τα τομια (Kenyon). papyrus.
14 δικ ωσ] iterata est littera ω.

XVII γραμματέα τούτοις, ἔτι δ' ἄρχοντα καὶ βασιλέα καὶ πολέμαρχον, κατὰ 50
μέρος ἐξ ἑκάστης φυλῆς.

rist. 374 et 75 B. δοκιμάζονται δ' οὗτοι πρῶτον μὲν ἐν τῇ βουλῇ τοῖς πεντακοσίοις, 51
πλὴν τοῦ γραμματέως, οὗτος δ' ἐν τῷ δικαστηρίῳ μόνον, ὥσπερ οἱ ἄλλοι 52
ἄρχοντες (πάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες 53
ἄρχουσιν), οἱ δ' ἐννέα ἄρχοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν τῷ δικα-
στηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντιν' ἀποδοκιμάσειεν ἡ βουλή, 54
νῦν δ' ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον, καὶ τοῦτο κύριόν ἐστι τῆς 55
XVIII δοκιμασίας. ἐπερωτῶσι δ', ὅταν δοκιμάζωσιν, πρῶτον μέν· „τίς σοι 1
πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ,
καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων;" μετὰ δὲ ταῦτα εἰ ἔστιν 2
αὐτῷ Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά 3
ἐστιν, εἶτα ἠρία εἰ ἔστιν, καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ καὶ 4
τὰ τέλη τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δ' ἀνερωτήσας 5
„κάλει" φησίν „τούτων τοὺς μάρτυρας." ἐπειδὰν δὲ παράσχηται τοὺς
μάρτυρας, ἐπερωτᾷ· „τούτου βούλεταί τις κατηγορεῖν;" κἂν μὲν ᾖ τις 6
κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν, οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ 7
τὴν ἐπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς 8
βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον· καὶ πρότερον μὲν εἷς 9
ἐνέβαλλε τὴν ψῆφον, νῦν δ' ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ 10
αὐτῶν, ἵν' ἐάν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς
δικασταῖς γένηται τοῦτον ἀποδοκιμάσαι. 11

ist. 74 et 7 B. δοκιμασθέντες δὲ τοῦτον τὸν τρόπον βαδίζουσι πρὸς τὸν λίθον ἐφ' 12
οὗ τὰ τόμι' ἐστίν, ἐφ' οὗ καὶ οἱ διαιτηταὶ ὀμόσαντες ἀποφαίνονται τὰς 13
διαίτας καὶ οἱ μάρτυρες ἐξόμνυνται τὰς μαρτυρίας. ἀναβάντες δ' ἐπὶ 14
ist. 11 B. τοῦτον ὀμνύουσι δικαίως ἄρξειν καὶ κατὰ τοὺς νόμους, καὶ δῶρα μὴ
λήψεσθαι τῆς ἀρχῆς ἕνεκα, κἄν τι λάβωσιν, ἀνδριάντα ἀναθήσειν 15

---

50 *βασιλέα*] Kenyon.
51 *βουλῇ*] Kenyon. || *πλὴν*] Kenyon. || *τῷ*] addidimus.
52 *ἄρχοντες πάντες γὰρ καὶ*] Kenyon.
53 *ἐν*] Kenyon. || *τῷ*] addidimus.
54 *ὅντιν' ἀποδοκιμάσειεν*] Kenyon.
55 *δοκιμασίας. ἐπερωτῶσι(ν)*] Kenyon.
3 *ἠρία*] Kenyon conferri iubet Demosth. in Eubul. p. 1319 et Dinarch. contr. Arist. p. 107.
4 *καὶ*] Kenyon.
6 *βούλεται*] Kenyon.
9 *ψῆφον*] Kenyon. || *διαψηφίζεσθαι*] *δὲ ψηφίζεσθαι* Kenyon per errorem; correxerunt vLeeuwen Blass Wyse.
10 *ἵν' ἐὰν*] Fraenkel. || *ὢν*] Kenyon.
11 *δοκιμασθέντες*] Blass vHerwerden Naber Keil alii.
12 *ἐφ' οὗ τὰ τόμι'*] *ὑφ' ᾧ τὰ ταμιεῖα* Kenyon, quem in errorem abduxit textus Pollucis VIII 86; correxit vLeeuwen coll. Bergk. ad Polluc. l. l.; item Fraenkel.

XXVIII μοσαντεσ εισ ακροπολιν βαδιζουσιν κ' παλιν εκει ταυτα ομνυουσι κ' μ̀ των
ταυτ εισ την αρχην εισερχονται λαμβανουσι δ' κ' παρεδρουσ ο τ αρχων κ' ο
βασι^λ κ' ο πολεμαρχοσ δυο εκαστοσ ουσ εαν βουλητ͐ κ' ουτοι δοκιμαζονται εν
τωι δικαστηριωι πριν παρεδρευειν κ' ευθυνασ διδοασιν επαν παρεδρευ
σωσιν κ' ο μ' αρχων ευθυσ εισελθων πρωτον μ' κηρυττει οσα τισ ειχεν
πριν αυτον εισελθειν εισ τ̀ αρχην ταυτ εχειν κ' κρατειν μεχρι αρχησ
τελουσ επειτα ^χο χρρηγουσ τραγωιδοισ καθιστησι τρε.. .ξ απαντ' αθηναι^ω
τουσ πλουσιωτατουσ προτερον δ' κ' κωμωιδοισ κ....τη πεντε νυν δ' του
τοισ αι φυλαι φερουσιν επειτα π' λαβων τουσ χορη.... .ουσ ενηνεγμ'ουσ ὐ
τ' φυλων εισ διονυσια ανδρασιν και παισιν κ' κωμωιδο.σ κ' εισ θαργηλια
ανδρασιν κ' παισιν εισι δ οι μ' εισ διονυσια κ̀ φυλασ ε.σ θαργηλια . δυειν
φυλαιν εισ παρεχει δ εν μ.... εκατερα τ' φυλων το.... ... αντιδο
σεισ ποιει κ' τα σκηψεισ εισ.... ..ν τισ η λε..............ι η π..σ ετε
ρον ταυτην τ̀ λειτουργ^η..........................τεραν λειτουρ^ηο
γιαν κ' τ' χρονων αυτω........ειασ μη εξ .... ετη μη γε
γονεναι δει γ' τον τοισ παι... ...ηγότα υπερ τετταρα....α ετη γεγονε
ν͐ καθιστησι δ' κ' εισ δη..ν χορηγουσ κ' αρχιθεω.... .ωι τριακοντορι
ωι τωι τουσ ηιθεουσ αγοντι πομπων δ επιμελει.. . .. τωι ασκληπιωι
γινομ'ησ οταν οικουρω... οι μυσται κ' τ' διονυσιων τ' ....λων μ̀ τ' επιμε
λητ' ουσ προτερον μ' ο δημοσ εχειροτονει δεκα οντασ . .. εισ τ̀ πομπην

16 ταυ] litterae deletae.
18 εκαστοσ] sic, non εκατεροσ (Kenyon) ms.
21 αρχησ] litterae dubiae.
28 τα] prius fuit τ'.
29] lacuna triginta fere litterarum, quae partim adhuc supersunt. Ubi reperta erit vera lectio, agnosci poterit in papyro.
33 επιμελει..] sic, non επεμελει[το], quod legit Kenyon, ms.

18 ἕκαστος] ἑκάτερος Kenyon, unde vLeeuwen iniuria suspicatus est verba καὶ ὁ βασιλεύς, quae apud Harpocrat. s. v. πάρεδρος desunt, spuria esse. E coniectura emendavit vHerwerden, errasse se concedit nunc Kenyon. || ἂν] vid. ad XII[31].

XXVIII χρυσοῦν. ἐντεῦθεν δ' ὀμόσαντες εἰς ἀκρόπολιν βαδίζουσι καὶ πάλιν ἐκεῖ 16
ταὐτὰ ὀμνύουσι, καὶ μετὰ ταῦτα εἰς τὴν ἀρχὴν εἰσέρχονται. 17

Arist. fr. 389 R.

56. λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τ' ἄρχων καὶ ὁ βασιλεὺς καὶ 18
ὁ πολέμαρχος δύο ἕκαστος οὓς ἂν βούληται, καὶ οὗτοι δοκιμάζονται ἐν
τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπειδὰν παρε- 19
δρεύσωσιν. 20

καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει· ὅσα τις εἶχε
πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ' ἔχειν καὶ κρατεῖν μέχρι 21
ἀρχῆς τέλους. ἔπειτα χορηγοὺς τραγῳδοῖς καθίστησι τρεῖς ἐξ ἁπάντων 22
Ἀθηναίων, τοὺς πλουσιωτάτους· πρότερον δὲ καὶ κωμῳδοῖς καθίστη 23

Arist. fr. 381 R.

πέντε, νῦν δὲ τούτοις αἱ φυλαὶ φέρουσιν. ἔπειτα παραλαβὼν τοὺς 24
χορηγοὺς τοὺς ἐνηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς Διονύσια ἀνδράσι καὶ 25
παισὶ καὶ κωμῳδοῖς, καὶ εἰς Θαργήλια ἀνδράσι καὶ παισὶν (εἰσὶ δ' οἱ 26
μὲν εἰς Διονύσια κατὰ φυλάς, εἰς Θαργήλια δὲ δυοῖν φυλαῖν εἷς, 27
παρέχει δ' ἐν μέρει ἑκατέρα τῶν φυλῶν τοῦτον), τὰς ἀντιδόσεις ποιεῖ 28
καὶ τὰς σκήψεις εἰσάγει, ἐάν τις ἢ λέγῃ πένης εἶναι ἢ πρὸς ἕτερον 29
ταύτην τὴν λῃτουργίαν μᾶλλον ἀνήκειν ἢ λῃτουργεῖν ἤδη ἑτέραν λῃτουργίαν 30
ἢ τῶν χρόνων αὐτῷ ἕνεκα …ειας μὴ ἐξεῖναι, διὰ τὸ τὰ νόμιμα ἔτη μὴ

Arist. fr. 431 R.

γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παισὶ χορηγοῦντα ὑπὲρ τετταράκοντα ἔτη 31
γεγονέναι. καθίστησι δὲ καὶ εἰς Δῆλον χορηγοὺς καὶ ἀρχιθεώρους τῷ 32
τριακοντορίῳ τῷ τοὺς ἠιθέους ἄγοντι. πομπῶν δ' ἐπιμελεῖται τῆς τε 33
τῷ Ἀσκληπιῷ γιγνομένης ὅταν οἰκουρῶσιν οἱ μύσται, καὶ τῆς Διονυσίων 34
τῶν μεγάλων μετὰ τῶν ἐπιμελητῶν, οὓς πρότερον μὲν ὁ δῆμος ἐχειρο- 35

---

19 ἐπειδὰν] vHerwerden.

20 ὅσα — κρατεῖν] verba obscura et corrupta.

22 τρεῖς ἐξ] Kenyon.

23 τοὺς πλουσιωτάτους] spuria, certe parum apta esse observat Richards. || τούτοις — φέρουσιν] i. e. τοῖς κωμῳδοῖς χορηγοὺς φέρουσιν, *in comicorum certamen choregos designant ipsae tribus.* Wyse mavult τούτους coll. Demosth. 39 § 7. || καθίστη] Kenyon.

24 χορηγοὺς τοὺς] Kenyon.

26] particulam δὲ Kenyon minus recte ante Θαργήλια inseruit, cum in ms. post hanc vocem legatur. || δυοῖν] sic scripsimus propter causam quae ad XXVI[23] indicata est.

27 μέρει] Kenyon. || τοῦτον] Richards, τούτοις Kenyon. || τὰς] Kenyon.

28 εἰσάγει, ἐὰν] Kenyon. || λέγῃ πένης εἶναι ἢ] vLeeuwen. || πρὸς] Kenyon.

29 λῃτουργίαν] Kenyon. || μᾶλλον ἀνήκειν ἢ λῃτουργεῖν ἤδη] Sandys vLeeuwen ad sententiam explendam, quamquam in papyro aliud quid videtur scriptum fuisse. || ἑτέραν] Kenyon.

30 ἢ] vHerwerden. || ἕνεκα …ειας μὴ ἐξεῖναι διὰ τὸ τὰ νόμιμα] sic locum supplevimus, singula sane verba non praestantes.

31 παισί(ν) χορηγοῦντα et τετταράκοντα] Kenyon.

32 Δῆλον] Kenyon. || ἀρχιθεώρους] CTorr (cui nunc assentitur Kenyon), ἀρχιθέωρον Fraenkel; ἀρχιέρων τὸν Kenyon. || τῷ] Kenyon.

33 ἐπιμελεῖται] Rutherford alii, ἐπεμελεῖτο Kenyon. || τῆς τε] Kenyon.

34 οἰκουρῶσιν οἱ] οἰκουρῶσι Kenyon; correxit vHerwerden. || μεγάλων] Kenyon.

35 καὶ τὰ] Kenyon.

XXVIII αναλωματα παρ αυτων ην...ον νυν δ ενα τ̓ φυλ.. ...στησ κληροι κ̓
διδωσιν εισ τ̀ κ̀σ———κευην εκατον μνασ επιμελ..... δ̕ κ́ τησ εισ θαρ
γηλια κ́ τ̓ τωι διϊ τωι σωτηρι διοικει δ̕ κ́ τον αγωνα το. . ....υσιων ουτοσ
κ́ τ́ θαργηλιων εορτ́ μ́ ό επιμελ..τↄ τουτ́ γραφαι δ· . ..και λανγχανον
τↄ προσ αυτον ασ ανακρινασ ειτ ... ..καστηριον εισα... ..νεων κακωσεωσ
ειν
αυται δ // αξημιοι τωι βουλομ́ωι δι..ειν ορφανων κ...σεωσ αυται δ //
κ τ́ επιτροπ^{ω} επικληρου κακωσε.. ...αι δ // κ̀ . επιτροπων κ́ τ́ σαι
.ικ.
κότ́ οικου ορφανου κακωσεωσ // δ̕ κ́ .... επιτρο.ων παρανοιασ εαν
τισ αιτιαται τινα παρανοόντα τα π...... .πολλυν.. εισ διαιτητ́ αιρε
σιν εαν τισ μη θελη. .οιν. .. .. εισ επι..οπησ κ̀στασιν εισ
επιτροπησ διαδικασιαν ... .ιν επιτ..... .ον αυτον ενγραψαι
κληρων κ́ επικληρων επι........ ....αι δ̕ κ́ τ́ ...ανων κ́ τ́ επικλη
ρων κ́ τ́ γυναι^{κ} οσαι αν τελευ........ ... .οσ σκη...νται κυειν κ́ κυρι
οσ / τοισ αδικουσιν επιβαλ.... .... το δικα...ριον μισθοι δ̕ κ́ τουσ
.ιτ.
οικουσ τ́ ορφανων κ́ τ́ επικ..... .... α και δ...τεισ γενηται κ́ τα
αποτιμηματα λαμβαν.. . ... εαν μη ...δωσι τοισ παισι τον
σιτον ουτοσ εισπραττει κ́ ο . ...ↄ τουτ́ . . βασι^{λ} πρωτον μ́
μυστηριων επιμελειτ. ⁚ τ́ .... ο δημ.. .ειροτονει δυο μ́ εξ

---

38 *το.*] hoc (*τον*), non *των* (Kenyon) in papyro esse videtur.
39 *λανγχανον*] deleta est littera tertia.
41 *δι..ειν*] iteratae sunt litterae *ειν*.
43 sqq.] in mediis versibus locum ubi charta vitium contraxerat calamo praeteriit librarius.

---

36 *ἤνεγκον*] Kenyon, *ηνάλισκον* (sic) Blass, *ἀνήλισκον* Kontos, quae tamen vix capit lacuna. || *φυλῆς ἑκάστης*] Kenyon.
37 *ἐπιμελεῖται*] Kenyon.
38 *τὸν*] omisit Kenyon. || *τῶν Διονυσίων*] Kenyon.
39 *δὲ καὶ δίκαι*] Kenyon.
40 *εἰς τὸ*] *εἰς* Kenyon (cum pap.). || *δικαστήριον εἰσάγει*] Kenyon. || *γονέων*] Blass Wyse Sandys, *νέων* Kenyon.
41 *διώκειν* et *κακώσεως*] Kenyon.
42 *κακώσεως αὗται* et *τῶν*] Kenyon.
43 *αὗται κατὰ τῶν ἐπιτρόπων*] Kenyon.
44 *πατρῷα*] Wyse, *ἑαυτοῦ κτήματα* Kenyon. || *ἀπολλύναι*] Kenyon, *κατεδηδοκέναι* expectat vHerwerden. || *δατητῶν*] Kenyon ex Harpocrat. et lex. Cantabr. (fr. Arist. 383 R.).
45 *κοινὰ τὰ ὄντα νέμεσθαι*] Kenyon ex lex. Cantabr. l. l. || *ἐπιτροπῆς*] Kenyon. || *κατάστασιν*] post hoc vocabulum deesse quaedam putat Rutherford.
46 *ἐὰν πλείους ἅμα ἐθέλωσιν ἐπίτροπον εἶν*

III τόνει δέκα ὄντας, καὶ τὰ εἰς τὴν πομπὴν ἀναλώματα παρ' αὐτῶν 36
ἤνεγκον, νῦν δ' ἕνα τῆς φυλῆς ἑκάστης κληροῖ καὶ δίδωσιν εἰς τὴν 37
κατασκευὴν ἑκατὸν μνᾶς. ἐπιμελεῖται δὲ καὶ τῆς εἰς Θαργήλια καὶ τῆς 38
τῷ Διῒ τῷ Σωτῆρι. διοικεῖ δὲ καὶ τὸν ἀγῶνα τὸν τῶν Διονυσίων
οὗτος καὶ τῶν Θαργηλίων. 39

t. R. ἑορτῶν μὲν οὖν ἐπιμελεῖται τούτων. γραφαὶ δὲ καὶ δίκαι λαγχάνονται 40
πρὸς αὐτόν, ἃς ἀνακρίνας εἶτ' εἰς τὸ δικαστήριον εἰσάγει·

t. R. γονέων κακώσεως (αὗται δ' εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ διώκειν), 41
ὀρφανῶν κακώσεως (αὗται δ' εἰσὶ κατὰ τῶν ἐπιτρόπων), 42
ἐπικλήρου κακώσεως (αὗται δ' εἰσὶ κατὰ τῶν ἐπιτρόπων καὶ τῶν
συνοικούντων), 43
οἴκου ὀρφανικοῦ κακώσεως (εἰσὶ δὲ καὶ αὗται κατὰ τῶν ἐπιτρόπων),
παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ πατρῷα ἀπολλύναι, 44
t. R. εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ 'θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι, 45
εἰς ἐπιτροπῆς κατάστασιν,
εἰς ἐπιτροπῆς διαδικασίαν, ἐὰν πλείους ἅμα ἐθέλωσιν ἐπίτροπον τὸν 46
αὐτὸν ἐγγράψαι,
κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι. 47

ἐπιμελεῖται δὲ καὶ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, καὶ τῶν γυναι- 48
κῶν ὅσαι ἂν τελευτήσαντος τοῦ ἀνδρὸς σκήπτωνται κυεῖν· καὶ κύριός 49
ἐστι τοῖς ἀδικοῦσιν ἐπιβάλλειν ζημίαν ἢ ἄγειν εἰς τὸ δικαστήριον.
μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων............. 50
α καὶ δ......ς γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάνει· καὶ τοὺς ἐπι- 51
t. R. τρόπους, οἳ ἂν μὴ ἀποδιδῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει. 52
καὶ ὁ μὲν ἄρχων ἐπιμελεῖται τούτων.

57. ὁ δὲ βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν 53

αὐτὸν] vLeeuwen, εἰ πλείονες τὸν αὐτὸν θέλουσιν ἐπίτροπον αὐτῶν Paton, εἰ πλείονες τῆς αὐτῆς θέλωσιν (-ουσιν?) ἐπίτροπον αὐτὸν Kenyon. De forma πλείους cf. Ind. Graec.

47 ἐπιδικασίαι ἐπιμελεῖται et ὀρφανῶν] Kenyon.

48 τελευτήσαντος τοῦ ἀνδρὸς σκήπτωνται] Kenyon ex Poll. VIII 89 (fr. Arist. 381 R.).

49 ἐπιβάλλειν ζημίαν ἢ ἄγειν εἰς τὸ δικαστήριον] Kenyon.

50 ἐπικλήρων] Kenyon. — Post hoc vocabulum quomodo explenda sit lacuna non satis apparet; vHerwerden expectat ἐὰν μὴ αὐτὸς ὁ ἐπίτροπος διοικητὴς γένηται aut simile quid; cf. vdEs de iure familiarum apud Athenienses pag. 174 sqq. — Kenyon ante γένηται legit δατητής.

51 λαμβάνει] Kenyon. ‖ καὶ τοὺς ἐπιτρόπους οἳ ἂν μὴ ἀποδιδῶσι] vLeeuwen, qui putat in papyro εαν legi sed ἂν intellegendum esse (cf. ad XII^{31}), καὶ οἱ ἐπίτροποι ἐὰν μὴ ἀποδῶσι Sandys, καὶ τοὺς ἐπιτρόπους ἐὰν μὴ τροφὴν Brooks. Kenyon lacunae signa posuit, solas litteras αν μη.....δωσι certas ratus.

52 ὁ μὲν ἄρχων] vHerwerden, ὁ μὲν οὖν ἄρχων Blass, οὗτος μὲν οὖν Kenyon. Post καί melius abest οὖν. ‖ ἐπιμελεῖται et ὁ δὲ] Kenyon.

53 ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν οὓς]

XXVIII αθηναιων απαντ' ενα δ .... δ' κηρ...ν επειτα διονυσι
ων τ' επι ληναιων ταυτα δ' / .... μ' ό πο..ην κοινηι κα
χ

COL. XXIX.

XXIX πουσιν ο τε βασιλευσ κ' οι επιμεληται τον δ' αγωνα διατιθησιν ο βα
σιλευσ τιθησι δ' κ' τουσ τ' λαμπαδων αγωνασ απαντασ ωσ δ εποσ ειπειν
κ' τασ πατριουσ θυσιασ διοικει ουτοσ πασασ γραφαι δ' λαγχανονται προσ
αυτον ασεβειασ καν τισ ιερωσυνησ αμφισβητηι προσ τινα ..ικαζει
δ' κ' τοισ γενεσι κ' τοισ ιερευσι τασ αμφισβητησεισ τασ υπερ . ...ων απα
σασ ουτοσ λαγχανονται δ' κ' αι του φονου δικαι πασαι προσ τουτον κ' ο προαγο
ρευων ειργεσθ' τ' νομιμων ουτοσ——————————— εστιν // . φον..
δικαι κ' τραυματοσ αν μ' εκ προ—————νοιασ αποκτει... γραφεται
εν αρειωι παγωι και φαρμακον εαν αποκτεινηι δουσ και πυρκ'ασ ...
τα γ' η βουλη μονα δικ————αζει τ' δ ακουσιων και βουλευσεωσ
καν οικετην αποκτει—————νη τισ η μετοικον η ξενον .. ..
ω
ωι εαν δ αποκτειναι μεν τισ ομολογη φη δ' κ' τουσ νομουσ ....
βων η εν πολεμωι αγνοησασ η εν αθλωι αγωνιζομ'οσ του... ... .
ρ
νιωι δικαζουσιν εαν δ' φευγων φυγην ων αιδεσισ εστιν ...ιαν ....
κτειναι η τρωσαι τινα τουτωι δ εν φρεατου δικαζουσιν . . ..
ται προσορμισαμ'οσ εν πλοιωι δικαζουσι δ οι λαχοντεσ ταυ.. ....

56] quid signo, quod litterae χ simile est, exprimere voluerit librarius, non satis apparet.
7 εστιν] vix cernitur.
14 αιδεσισ] superscripta est littera ρ, non σ, ut putat Kenyon.

Kenyon ex Harpocr. (fr. Aristot. 386 R.). || δῆμος] Kenyon. || χειροτονεῖ] Blass Jos. Mayor Rutherford, ἐχειροτόνει Kenyon per errorem.
54 δ* ἐξ Εὐμολπιδῶν, ἕνα δ' ἐκ Κηρύκων] Kenyon ex Harpocr. l. l., nisi quod praepositiones ἐξ et ἐκ, quarum posterior in ms. deest, non addidit; casu tamen eas intercidisse iure contendit Gertz.
55 Ληναίῳ] Bywater Blass vHerwerden

XXVIII ἐπιμελητῶν οὓς ὁ δῆμος χειροτονεῖ, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, 54
Arist. fr. 385 et 386 R. ἕνα δ' ἐξ Εὐμολπιδῶν, ἕνα δ' ἐκ Κηρύκων· ἔπειτα Διονυσίων τῶν 55
ἐπὶ Ληναίῳ. ταῦτα δ' ἐστὶ πομπὴ καὶ ἀγών· τὴν μὲν οὖν πομπὴν
XXIX κοινῇ πέμπουσιν ὅ τε βασιλεὺς καὶ οἱ ἐπιμεληταί, τὸν δ' ἀγῶνα διατί- 1
θησιν ὁ βασιλεύς. διατίθησι δὲ καὶ τοὺς τῶν λαμπάδων ἀγῶνας ἅπαν- 2
τας, ὡς δ' ἔπος εἰπεῖν τὰς πατρίους θυσίας διοικεῖ οὗτος πάσας. 3

γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας, κἄν τις ἱερωσύνης 4
ἀμφισβητῇ πρός τινα· διαδικάζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι 5
τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν γερῶν ἁπάσας οὗτος. 6

λαγχάνονται δὲ καὶ αἱ τοῦ φόνου δίκαι πᾶσαι πρὸς τοῦτον, καὶ ὁ
προαγορεύων εἴργεσθαι τῶν νομίμων οὗτός ἐστιν. εἰσὶ δὲ φόνου δίκαι 7
καὶ τραύματος· ἐὰν μὲν ἐκ προνοίας ἀποκτείνῃ τις, γράφεται ἐν Ἀρείῳ 9
πάγῳ, καὶ φάρμακον ἐὰν ἀποκτείνῃ δούς, καὶ πυρκαϊᾶς, ταῦτα γὰρ ἡ 10
Arist. fr. 417 et 418 R. βουλὴ μόνη δικάζει· τῶν δ' ἀκουσίων καὶ βουλεύσεως κἂν οἰκέτην 11
ἀποκτείνῃ τις ἢ μέτοικον ἢ ξένον, οἱ ἐφέται ἐπὶ Παλλαδίῳ· ἐὰν δ' 12
Arist. fr. 419 R. ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ δὲ κατὰ τοὺς νόμους, οἷον μοιχὸν
λαβὼν ἢ ἐν πολέμῳ ἀγνοήσας ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτῳ ἐπὶ 13
Δελφινίῳ δικάζουσιν· ἐὰν δὲ φεύγων φυγὴν ὧν αἴδεσίς ἐστιν αἰτίαν 14
προσλάβῃ κτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ' ἐν Φρεαττοῖ δικάζουσιν, ὁ 15
δ' ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ. δικάζουσι δ' οἱ λαχόντες 16

---

alii. || πομπὴ καὶ ἀγών] vLeeuwen, Kenyon lacunam indicavit, πάτρια coniecit Gertz. || τὴν] vHerwerden John Mayor Kontos Gertz, ταύτην Kenyon non recte, sic enim ταύτην μὲν οὖν τὴν πομπὴν dicendum fuisset (idque proposuit Gennadios). || πομπὴν] Kenyon.

2 διατίθησι] Richards vHerwerden Gertz; cf. XXIX[23].

3] καὶ ante τὰς delevit vLeeuwen. An καὶ ὡς ἔπος εἰπεῖν verum est?

4 πρός τινα] προστιμᾷ Kenyon cum lex. Segueriano (fr. Arist. 385 R.), observans tamen προσ τινα in ms. esse videri; hoc iure praetulit Wyse. || διαδικάζει] Kenyon.

5 τῶν γερῶν] Kenyon, lexicon Seguer. secutus et litteras ρων in papyro certas esse ratus; τῶν ἱερῶν coniecit Richards.

7 δὲ φόνου] Kenyon.

8 ἀποκτείνῃ] Kenyon. || τις] addidit Gertz (sed post προνοίας). || γράφεται] ἐγγράφεται Kenyon, sed litterae εγ- in papyro non apparent.

9 ταῦτα] Kenyon.

10 γὰρ] δ' Kenyon, correxit vLeeuwen; in ms. non δ' est sed γ'. || μόνη] vLeeuwen.

11 οἱ ἐφέται] Brooks, ἐν τῷ Kenyon. || ἐπὶ Παλλαδίῳ] Kenyon.

12 οἷον μοιχὸν λαβὼν] Kenyon, litteras ο… μοιχον λαβων certas censens, quae tamen in imagine photographica distingui nequeunt; vLeeuwen suspicatur ἐπὶ δάμαρτι λαβὼν (cf. Lys. I § 30).

13 τούτῳ ἐπὶ Δελφινίῳ] Kenyon, qui praeterea post τούτῳ addit ἐν τῷ, quibus litteris sufficit spatium quod est in charta, sed melius omitti ἐν τῷ observavit Brooks.

14 αἰτίαν προσλάβῃ] Kenyon.

15 Φρεαττοῖ] Kenyon. || ὁ δ'] vLeeuwen; καὶ ὁ μὲν Kenyon, qui post πλοίῳ comma posuit, sed finem ibi habere sententiam vidit Blass. Paton αὐτὸς δ' coniecit, Gertz καὶ ὁ φεύγων, recte quod ad sententiam, sed charta haec non capit. || ἀπολογεῖται] Kenyon.

16 ταῦτα] Kenyon. || δικασταὶ] Paton, ἐφέται Kenyon.

τ́
XXIX πλην εν αρειωι παγωι γιγνομ́ων εισαγει δ ο βασι^λ κ́ δικαζουσι ....αιοι κ́
υπαιθριοι κ́ ο βασι^λ οταν δικαζη π́αιρειται τον στεφανον ο δ̓ τ̀ αιτιαν ε
χων τον μ́ αλλον χρονον ειργεται τ́ ιερων κ́ ουδ εισ τ̀ α...αν δ...... εμ
βαλειν αυτωι τοτε δ εισ το ιερον εισελθων απολογειτ̓ οταν δε ... ειδη
τον ποιησαντα τωι δρασαντι λαγχανει δικαζει δ ο βασιλευσ κ́ οι φυλο
βασιλεισ κ́ τασ τ́ αψυχων κ́ τ́ αλλων ζωων ο δ̓ πολεμαρχοσ ποιειται θυσιασ
τε τ ενυω
την τε τηι αρτεμιδι τηι αγροτεραι κ́ τωι ενυαλιωι . ... δ̓ τιθησι
δ αγωνα τον επιταφιον κ́ τοισ τετελευτηκοσιν εν τωι πολεμωι κ́ αρμοδιωι
κ́ αριστογιτονι εναγισματα ποιει δικαι δ̓ λαγχανονται προσ αυτον ιδι
ιδι αι μ́ αι τε τοισ μετοικοισ κ́ τοισ ισοτελεσι κ́ τοισ προξενοισ γιγνομ́αι
κ́ δει τουτον λαβοντα κ́ διανειμαντα δεκα μερη το λαχον εκαστηι τηι
φυλη. μεροσ προσθειναι τουσ δ̓ τ̀ φυλην δικαζοντασ το.. διαιτηταισ
κ́ απροστασιου
αποδουναι αυτοσ δ εισαγει δικασ τασ τε του α...τασιου κ́ κληρων
κ́ ε..κληρων τοισ μετοικοισ κ́ ταλλ οσα τοισ πολιταισ ο αρχων ταυτα
τοισ μετοικοισ ο πολεμαρχοσ οι δ̓ θεσμοθετ̓ πρωτον μ́ του προγραψαι
τα δικαστηρια εισι κυριοι τισιν ημεραισ δει δικαζειν επειτα του δουναι
ταισ αρχαισ καθ ο τι γ́ αν ουτοι δωσιν κατα τουτο χρωνται ετι δ̓ τασ εισαγγε
λιασ εισαγγε.λουσιν εισ τον δημον κ́ τασ κ̓ χειροτονιασ και τασ προβολασ
κ́
απασασ εισαγουσιν ου... κ γραφασ παρανομων κ́ νομον μη επιτηδειον
θειναι κ́ προεδρικην κ́ επιστατικην κ́ στρατηγοισ ευθυνασ // δ̓ κ́ γραφαι
προσ αυτουσ ων παραστασισ τιθεται ξενιασ κ́ δωροξενιασ αν τισ δωρα

---

17 .. .. *αιοι*] non plane certum est alpha.
20 ... *ειδη*] aut *τισ ειδη* aut *μη ειδη* in ms. esse videtur; littera *δ* minus certa.
23 *τε τηι*] iteratae sunt litterae *τετ*. || *ενυαλιωι*] praeter ultimam omnes litterae deletae sunt.
25 *ιδι*] deletae sunt litterae et sequenti versui praemissae.

---

17 *τῶν — γιγνομένων*] *res quae ad Areopagum deveniunt.* || *σκοταῖοι*] Sandys, conf. Lucian. Hermotim. § 64 de Domo § 18; *ἐνδῖοι* Naber, *θυραῖοι* dubitanter Richards, lacunam indicavit Kenyon.

19 *οὐδ' εἰς τὴν ἀγορὰν*] vLeeuwen Hartman Blass Wyse coll. Demosth. 23, 80, *οὐδεὶς τὴν αἰτίαν* Kenyon (hinc *οὐδεὶς τὴν δεξιὰν* tentavit Gennadios). || *δέδοται*] Gertz coll. Demosth. 24, 103 et 165. Kenyon

ταῦτα δικασταί, πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομένων· εἰσάγει δ' ὁ βασιλεύς, καὶ δικάζουσι σκοταῖοι καὶ ὑπαίθριοι· καὶ ὁ βασιλεὺς ὅταν δικάζῃ περιαιρεῖται τὸν στέφανον. ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν, καὶ οὐδ' εἰς τὴν ἀγορὰν δέδοται ἐμβαλεῖν αὐτῷ, τότε δ' εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπολογεῖται. ὅταν δὲ μηδεὶς εἰδῇ τὸν ποιήσαντα, „τῷ δράσαντι" λαγχάνει. δικάζει δ' ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς καὶ τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων.

58. ὁ δὲ πολέμαρχος ποιεῖται θυσίας τήν τε τῇ Ἀρτέμιδι τῇ Ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ τὴν ἐνιαυσίαν, διατίθησι δ' ἀγῶνα τὸν ἐπιτάφιον τοῖς τετελευτηκόσιν ἐν τῷ πολέμῳ, καὶ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίσματα ποιεῖ. δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μὲν αἵ τε τοῖς μετοίκοις καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι· καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη, τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθεῖναι, τοὺς δὲ τὴν φυλὴν δικάζοντας τοῖς διαιτηταῖς ἀποδοῦναι. αὐτὸς δ' εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις· καὶ τἄλλ', ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.

59. οἱ δὲ θεσμοθέται πρῶτον μὲν τοῦ προγράψαι τὰ δικαστήριά εἰσι κύριοι τίσιν ἡμέραις δεῖ δικάζειν, ἔπειτα τοῦ δοῦναι ταῖς ἀρχαῖς· καθ' ὅ τι γὰρ ἂν οὗτοι δῶσιν, κατὰ τοῦτο χρῶνται. ἔτι δὲ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν εἰς τὸν δῆμον, καὶ τὰς καταχειροτονίας καὶ τὰς προβολὰς ἁπάσας εἰσάγουσιν οὗτοι, καὶ γραφὰς παρανόμων καὶ τοῦ νόμον μὴ ἐπιτήδειον θεῖναι καὶ προεδρικὴν καὶ ἐπιστατικὴν καὶ στρατηγοῖς εὐθύνας. εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται,

---

δύναται, vLeeuwen δίκαιον dubitanter coniecerat, praeferens tamen ἔξεστιν, idque coniecit Wyse; sed littera δ certa est.

20 ἀπολογεῖται] non recte comma post hoc verbum posuit Kenyon. || μηδεὶς] vHerwerden; τις Kenyon, μὴ Wyse. || εἰδῇ] Wyse, εἴπῃ Kenyon.

21 τῷ δράσαντι] neutrius esse generis putat Gertz, masculinum esse docet Wyse coll. *Demosth. 47 § 69. || δικάζει] nempe ἐπὶ Πρυτανείῳ, cf. Demosth. 23 § 75, quae verba abesse miratur vHerwerden.

22 ἄλλων] ἀλάλων Gertz male et sine causa.

23 τὴν ἐνιαυσίαν] e coniectura addidit vLeeuwen, cui etiam τὴν ἐκ Μαραθῶνος in mentem venit; aliquid hoc loco in papyro extare, satis certum videtur.

24 τῷ] τῳ Rutherford vix recte.

25 ποιεῖ] vHerwerden verum ducit ποιεῖται.

28 τὴν φυλὴν] τῇ φυλῇ Gertz; at cf. XXVII[7] et XXV[31].

29 ἀποστασίου] Kenyon.

34 καταχειροτονίας] ἀποχ. vLeeuwen coll. XXX[14], ἐπιχ. Wyse.

35 οὗτοι] Kenyon. || τοῦ] post νόμον addidit Jos. Mayor. — Ceterum verba καὶ — θεῖναι num sint genuina dubitari potest, quoniam criminis παρανόμων haec ipsa pars esse solet apud oratores.

37 δωροξενίας] in lex. rhet. Cantabr. (fr. Arist. 379 R.) sequuntur verba ξενίας μὲν ἐάν τις κατηγορῆται ξένος εἶναι, δωροξενίας δὲ ἐάν τις δῶρα δοὺς etc.; sed ab Harpocratione haec omitti observat Kenyon.

υ
XXIX δουσ αποφυγηι τ̀ ξενιαν κ́ συκοφαντιασ κ́ δωρων κ́ ψευδεγγραφησ κ́ ψευ
δοκλητειασ κ́ βουλευσεωσ κ́ αγραφιου κ́ μοιχειασ εισαγουσι δ́ κ́ τασ δοκι
μασ..σ ταισ αρχαισ απασαισ κ́ τουσ απεψηφισμ́ουσ υπο τ́ δημοτ́ κ́ τασ κ̀γνω
σεισ τασ εκ τ̓ βουλ εισαγουσι δ́ κ́ δικασ ιδιασ εμπορικασ κ́ μεταλλικασ κ́ δουλων
αν τισ τον ελευθερον κακωσ λεγη κ́ επικληρουσι ταισ ..χαισ παν.. τα δικα
στηρια τα ιδια κ́ τα δημοσια κ́ τα συμβολα τα προσ τασ πολεισ ουτοι κυρουσι
κ́ τασ δικασ τασ απο τ́ συμβολων εισαγουσι κ́ τα ψευδομαρτυρια εξ αρειου παγου
τουσ δ́ δικαστασ κληρουσι πανταν οι εννεα αρχοντεσ δεκατοσ δ ο γραμ
ματευσ ο τ́ θεσμοθετων τουσ τ̓ αὑτου φυλησ εκαστοσ τα μ́ ό περι τουσ θ̄ αρ
χοντασ τουτον εχει τον τροπον κληρουσι δ́ κ́ αθλοθετασ δεκα ανδρασ ενα
τησ φυλησ εκαστ̓ ουτοι δ́ δοκιμασθεντεσ αρχουσι τετταρ. .τη κ́ δι..κουσι την
αγω
τε πομπην τ́ παναθηναιω κ́ τον αγονα τ̓ μουσικησ κ́ τον ..μνικον .γωνα κ́ τ̀
π ο
ιπποδρομιαν κ́ τον πεπλον ποιότ κ́ τουσ αμφορεισ ποιόται μ̀ τ̓ βουλ κ́ το ε
λαιον τοισ αθληταισ αποδιδοασι σ́λεγεται το δ́ ελαιον .πο τ́ μοριων εισπρατ
μ
τει δ́ τουσ τα χωρια κεκτημ́ουσ εν οισ αι μοριαι // ο αρχων τρι ημικο
τυλια απο του στελεχουσ εκαστου προτερον δ́πωλει τον καρπον η πολισ
ε
κ́ ει τισ εξορυξειε. .λαιαν μοριαν η κ̀ξιεν εκρινεν η εξ αρειου παγου βουλη
ν
κ́ ει ..υ κ̀γνοιη θανατωι τουτον εξζημιου εξ ου δ́ το ελαιον ο το χωριον κε

COL. XXX.

.ακ.
XXX κτημ́οσ αποτινει ο μ́ νομοσ / η δ́ κρισισ κ̀λελυτ το δ́ ελ.... απο του κληματοσ
ουκ απο τ́ στελεχων / τηι πολει σ́λεξασ ό ο αρχων το εφ εαυ... γιγνομ́ον τοισ ταμιαισ

---

42 *παν..τα*] hoc (*παντα τα*), non *παντα* (Kenyon) videtur esse in papyro.
44 *ψευδομαρτυρια*] littera *ψ* prius fuit *σ*.
46 *αὑτου*] notetur spiritus asper.
49 *αγονα*] deletae sunt litterae *αγο*.
50 *ιπποδρομιαν*] litterae *π* et *ο* iteratae.
52] post *μοριαι* est macula, quam librarius praeteriit. || *ημικοτυλια*] iterata est littera *μ*.
55 *κι .υ*] tantum non certae sunt litterae *κιτου*. || *εξζημιου*] deleta est littera *ξ*.

X ξενίας καὶ δωροξενίας, ἐάν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίας, καὶ 38
συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ 39
βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας. εἰσάγουσι δὲ καὶ τὰς δοκιμασίας 40
ταῖς ἀρχαῖς ἁπάσαις καὶ τοὺς ἀπεψηφισμένους ὑπὸ τῶν δημοτῶν καὶ
τὰς καταγνώσεις τὰς ἐκ τῆς βουλῆς. εἰσάγουσι δὲ καὶ δίκας ἰδίας, 41
ἐμπορικὰς καὶ μεταλλικὰς καὶ δούλων, ἐάν τις τὸν ἐλεύθερον κακῶς 42
λέγῃ. καὶ ἐπικληροῦσι ταῖς ἀρχαῖς πάντα τὰ δικαστήρια τὰ ἴδια καὶ 43
R.? τὰ δημόσια· καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις οὗτοι κατακυροῦσι,
καὶ τὰς δίκας τὰς ἀπὸ τῶν συμβόλων εἰσάγουσι, καὶ τὰ ψευδομαρτύρια 44
τὰ ἐξ Ἀρείου πάγου. τοὺς δὲ δικαστὰς κληροῦσι πάντες οἱ ἐννέα 45
ἄρχοντες, δέκατος δ' ὁ γραμματεὺς ὁ τῶν θεσμοθετῶν, τοὺς τῆς 46
αὑτοῦ φυλῆς ἕκαστος. τὰ μὲν οὖν περὶ τοὺς ἐννέα ἄρχοντας τοῦτον 47
ἔχει τὸν τρόπον.

60. κληροῦσι δὲ καὶ ἀθλοθέτας δέκα ἄνδρας, ἕνα τῆς φυλῆς ἑκάστης. 48
οὗτοι δὲ δοκιμασθέντες ἄρχουσι τέτταρα ἔτη, καὶ διοικοῦσι τήν τε 49
πομπὴν τῶν Παναθηναίων καὶ τὸν ἀγῶνα τῆς μουσικῆς καὶ τὸν
γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν, καὶ τὸν πέπλον ποιοῦνται καὶ 50
R. τοὺς ἀμφορέας μετὰ τῆς βουλῆς, καὶ τὸ ἔλαιον τοῖς ἀθληταῖς ἀποδι- 51
δόασι. συλλέγεται δὲ τὸ ἔλαιον ἀπὸ τῶν μοριῶν, εἰσπράττει δὲ τοὺς 52
τὰ χωρία κεκτημένους ἐν οἷς αἱ μορίαι εἰσὶν ὁ ἄρχων τρία ἡμικοτύλια 53
ἀπὸ τοῦ στελέχους ἑκάστου. πρότερον δ' ἐπώλει τὸν καρπὸν ἡ πόλις,
καὶ εἴ τις ἐξορύξειεν ἐλάαν ἢ κατάξειεν, ἔκρινεν ἡ ἐξ Ἀρείου πάγου 54
βουλή, καὶ εἴ του καταγνοίη, θανάτῳ τοῦτον ἐζημίουν· ἐξ οὗ δὲ τὸ ἔλαιον 55
X ὁ τὸ χωρίον κεκτημένος ἀποτίνει, ὁ μὲν νόμος ἐστίν, ἡ δὲ κρίσις κατα- 1
λέλυται. τὸ δ' ἔλαιον τὸ ἐκ τοῦ κλήματος, οὐκ ἀπὸ τῶν στελεχῶν, ἐστὶ 2

---

38 *ξενίας*] vHerwerden.

40 *δοκιμασίας*] Kenyon. ‖ *ἀπεψηφισμένους*] id est demotarum suffragiis *demo pulsos*, cf. XXI[14] et *Demosth. 57, 11, 56.

42 *τὸν*] Richards *τιν'* sine iusta causa (confert XXX[17]). ‖ *ἀρχαῖς πάντα*] Kenyon. ‖ *τὰ*] post *πάντα* addiderunt vHerwerden Kontos Gennadios; *πάντα* in *τὰ* mutat Richards, sed in ms. revera *παντα τα* extare videtur.

43 *κατακυροῦσι*] Wyse (*κ' κυρουσι*).

44 *τὰ*] post *ψευδομαρτύρια* add. vHerwerden.

45 *πάντες*] Kenyon dubitanter; cf. XXX[38].

48 *τέτταρα ἔτη* et *διοικοῦσι*] Kenyon.

49 *γυμνικὸν*] Kenyon. ‖ *ἀγῶνα*] post *γυμνικὸν* quamquam ferri potest abesse malumus.

50] *ποιοῦνται* post *ἀμφορέας* delerunt vHerwerden Gennadios.

51 *δὲ τὸ*] vHerwerden vLeeuwen Gennadios Richards Gertz. Nisi praestat *τὸ δ' ἔλαιον συλλέγεται*, quod proposuit Hicks. ‖ *ἀπὸ*] Kenyon.

53 *ἐπώλει*] Wyse conferri iubet Lys. 7, 2.

54 *ἐλα(ί)αν*] Kenyon. — Post hoc vocabulum vHerwerden delevit *μορίαν*, Rutherford vero *ἐλαίαν* pro glossemate habet; vLeeuwen tentavit *ἐξορύξειε παλαιὰν μορίαν*, concedens tamen ne recentes quidem *μορίας* extirpari fas fuisse.

55 *εἴ του*] vLeeuwen, *εἰ* Kenyon.

1 *ἐστίν*] Richards (*ἔτι*) *κύριός ἐστιν* proposuit, sed vulgata sana videtur. ‖ *ἔλαιον*] Kenyon; vLeeuwen addidit *τό*. ‖ *κλήματος*] cum hoc singulari cf. *στελέχους* XXIX[53].

2 *ἑαυτοῦ*] Kenyon.

XXX π.......σιν εισ ακροπολιν κ́ ουκ / ὰ βηναι προτερον εισ ...ιον παγον πριν ανα
παν .... τοισ ταμιαισ οι δ́ ταμιαι τον μ́ αλλον χρονον τηρουσιν εν ακροπολει τοισ
δ́ ....θηναιοισ απομετρουσι τοισ αθλοθεταισ οι δ αθλοθετ̀ τοισ νικωσι τ́ αγωνισ́
/ γ́ αθλα τοισ μ́ τ̀ μουσικην νικωσιν αργυρια κ́ χρυσα τοισ δ́ τ̀ ευανδριαν ασπι
ελαι
δεσ τοισ δ́ τον γυμνι^κ αγωνα κ́ τ̀ ιπποδρομιαν δι.ον χειροτονουσι δ́ κ́ τασ προσ
τον πολε̇. αρχασ απασασ στρατηγουσ δ́ κ́ προτερον μ́ αφ φυλησ ενα νυν δ εξ α
παντ́ κ́ τουτουσ δ̀ ταττουσι τηι χειροτονιαι ενα μ́ επι τουσ οπλει.ασ οσ ηγειταί
ο....τ́ αν εξιωσι ενα δ επι τ̀ χωραν οσ φυλαττει καν πολεμοσ εν τηι χωραι γινητ̀
πολεμει ουτοσ δυο δ́πι τον πειραιεα τον μ́ εισ τ̀ μουνυχιαν τον δ εισ τ̀ ακτην οι
τ̓ ..λησ επιμελόται κ́ τ́ εν πειραιει ενα δ́πι τασ συμμ..ιασ οσ τουσ τε τριηραρ
υ
χος κ̀ λεγει κ́ τασ αντιδοσεισ αυτοισ ποιει κ́ τασ δ̀ δικασιασ α..οισ εισαγει τουσ δ αλ
πραγματα
λουσ προσ τα παροντα εκπεμπουσιν επιχειροτονια δ ..τ́ / κ̀ τ̀ πρυτανειαν
εκαστ̀ ει δοκουσιν καλωσ αρχειν καν τινα αποχειροτον.σωσιν κρινουσιν εν τωι
ωι
δικαστηριωι καν μ́ αλλοι τιμωσιν ο τι χρη παθειν η αποτ.σαι αν δ αποφυγηι ...
η
αρχει κυριοι δ́ // οταν ηγωνται κ́ δησαι τιν ατακτότα κ́ .....υξαι κ́ επιβολην επι
βαλλειν ουκ ειωθασι δ́ επιβαλλειν χειροτονουσι δ́ κ́ ταξ..ρχουσ δεκα ενα τ̓
φυλησ εκαστησ ουτοσ δ ηγειται τ́ φυλετ́ κ́ λοχαγουσ καθι..ησιν χειροτονουσι δ́
κ́ ιππαρχουσ δυο εξ απαντ́ ουτοι δ ηγότ̀ τ́ ιππεων διελομ.. .ασ φυλασ ε̄ εκατε
ροσ κυριοι δ́ τ́ αυτ́ ωνπερ // οι στρατηγοι κ̀ τ́ οπλει. ....τονια δ́ γινετ̀ τουτ́

---

6 *ευανδριαν*] littera finalis prius fuit *σ*.
7 *δι.ον*] fuitne *δικ́ον*? deletae autem sunt litterae *δι*.
10 *ο....τ́*] male Kenyon *δημοτῶν*.
12 *..λησ*] secunda littera, quae *η* fuit, partim etiam nunc cernitur.
16 *αλλοι*] deletae sunt litterae *οι*. || *αποφυγηι*] ultima littera dubia. Post hoc verbum Kenyon *τα[λοιπα]* legere sibi videtur; nihil tamen eiusmodi apparet in imagine photographica.
17 *επιβολην*] littera *η* iterata.

---

3 *παραδίδωσιν* et *Ἄρειον*] Kenyon.
4 *παραδῷ*] Kenyon.
5 *Παναθηναίοις*] Kenyon.
6 *χρυσία*] vHerwerden; Rutherford *ἀργυρᾶ καὶ χρυσᾶ*.
8 *πόλεμον*] Kenyon. || *δέκα*] Kenyon (dubitanter) Richards Gertz. || *ἑκάστης*] add. Kenyon.
10 *ὁπλιτῶν*] vLeeuwen Richards, *δημοτῶν* non recte Kenyon.
12 *Χηλῆς*] CTorr coll. Thuc. VIII 90 § 4,

XXX τῇ πόλει. συλλέξας οὖν ὁ ἄρχων τὸ ἐφ' ἑαυτοῦ γιγνόμενον, τοῖς ταμίαις
παραδίδωσιν εἰς ἀκρόπολιν, καὶ οὐκ ἔστιν ἀναβῆναι πρότερον εἰς 3
Ἄρειον πάγον πρὶν ἂν ἅπαν παραδῷ τοῖς ταμίαις. οἱ δὲ ταμίαι τὸν 4
μὲν ἄλλον χρόνον τηροῦσιν ἐν ἀκροπόλει, τοῖς δὲ Παναθηναίοις ἀπο- 5
μετροῦσι τοῖς ἀθλοθέταις, οἱ δ' ἀθλοθέται τοῖς νικῶσι τῶν ἀγωνιστῶν.
ἔστι γὰρ ἆθλα τοῖς μὲν τὴν μουσικὴν νικῶσιν ἀργύρια καὶ χρυσία, τοῖς 6
δὲ τὴν εὐανδρίαν ἀσπίδες, τοῖς δὲ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱππο- 7
δρομίαν ἔλαιον.

61. χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρα- 8
Arist. fr. 390 R. τηγοὺς δέκα, πρότερον μὲν ἀφ' ἑκάστης φυλῆς ἕνα, νῦν δ' ἐξ ἁπάντων· 9
καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ· ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς
ἡγεῖται τῶν ὁπλιτῶν ἐὰν ἐξίωσιν· ἕνα δ' ἐπὶ τὴν χώραν, ὃς φυλάττει, 10
κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται πολεμεῖ οὗτος· δύο δ' ἐπὶ τὸν 11
Πειραιᾶ, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ' εἰς τὴν Ἀκτήν, οἳ τῆς 12
Χηλῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ· ἕνα δ' ἐπὶ τὰς συμμορίας, ὃς
τούς τε τριηράρχους καταλέγει καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ καὶ τὰς 13
διαδικασίας αὐτοῖς εἰσάγει· τοὺς δ' ἄλλους πρὸς τὰ παρόντα ἐκπέμ- 14
πουσιν. ἐπιχειροτονία δ' αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκάστην, εἰ 15
δοκοῦσι καλῶς ἄρχειν· κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ
δικαστηρίῳ, κἂν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἐὰν 16
δ' ἀποφύγῃ ἔτι ἄρχει. κύριοι δ' εἰσὶν ὅταν ἡγῶνται καὶ δῆσαι 17
τὸν ἀτακτοῦντα καὶ ἐκκηρῦξαι καὶ ἐπιβολὴν ἐπιβάλλειν· οὐκ εἰώθασι δ' 18
ἐπιβάλλειν.

χειροτονοῦσι δὲ καὶ ταξιάρχους δέκα, ἕνα τῆς φυλῆς ἑκάστης· οὗτος 19
δ' ἡγεῖται τῶν φυλετῶν, καὶ λοχαγοὺς καθίστησιν.
ist. 91 R. χειροτονοῦσι δὲ καὶ ἱππάρχους δύο ἐξ ἁπάντων. οὗτοι δ' ἡγοῦνται 20
τῶν ἱππέων, διελόμενοι τὰς φυλάς, πέντε ἑκάτερος· κύριοι δὲ τῶν 21
αὐτῶν εἰσιν ὧνπερ οἱ στρατηγοὶ κατὰ τῶν ὁπλιτῶν· ἐπιχειροτονία δὲ
γίγνεται καὶ τούτων.

φυλῆς Kenyon, qui ultro tamen concedit absurdam esse éam lectionem. || συμμορίας] Kenyon.

13 αὐτοῖς] Kenyon.

14] πράγματα, quod post παρόντα addi voluit corrector, recepit Kenyon, delevit vLeeuwen; similia emblemata reperiuntur XI[45] et XII[14]. || αὐτῶν] Kenyon.

16 ἁλῷ] Kenyon. || ἀποτ(ε)ῖσαι] Kenyon. || ἔτι] vLeeuwen, τὰ λοιπὰ Kenyon; si littera τ certa esset, τὸ λοιπὸν suppleri posset.

17 τὸν] vLeeuwen; cf. XXIX[42]. || ἐκκηρῦξαι] Blass coll. Lys. 3 § 45, κηρῦξαι Kenyon.

18 ταξιάρχους] Kenyon. || ἕνα] ἕνα ἐκ? cf. XXX[22].

19 καθίστησιν] Kenyon.

20 διελόμενοι τὰς] Kenyon.

21 εἰσιν] transposuit vLeeuwen, delet Gertz. || ὁπλιτῶν, ἐπιχειροτονία] Kenyon. || καὶ] ante τούτων inseruerunt vHerwerden Gertz.

γ
XXX χειροτονουσι δ' κ' φυλαρχουσ ενα τ' φυλησ τον ηγ...μ'ο. ωσπερ οι ταξιαρχοι
τ' οπλειτ' χειροτονουσι δ' κ' εισ λημνον ιππαρχον οσ επιμ..ειτ̇ꓶ τ' ιππεων τ' εν
λημνωι χειροτονουσι δ' κ' ταμιαν τ' παραλου κ' αλλον τ' τ.. .μμωνοσ αι δ' κληρω
ται αρχαι προτερον μ' ησαν αι μ' μετ εννεα αρχοντ' ε. τ' φυλησ ολησ κληρου
μ'αι αι δ εν θησειωι κληρουμ'αι διηιρουντο εισ τουσ δημ.υσ επειδη δ επωλό οι
δημοι κ' ταυτασ εκ τ' φυλησ ολησ κληρουσι πλην βουλευτ' κ' φρουρων τουτουσ
δ εισ τουσ δη....σ αποδιδοασι μισθοφορουσι δ' πρωτον . . .. ταισ μ' αλλαισ
εκκλησιαισ δραχμην τηι δ' κυριαι εννεα επειτα τα δικ .... τρεισ οβολουσ
ειθ η βουλη πεντε οβολουσ τοισ δ' πρυτανευουσιν εισ σιτησιν .... .ροστιθεται
δεκα προστιθενται επειτ εισ σιτησιν λαμβανουσιν εννε . ..... τεσ τεττα...
οβο^{λ} εκαστοσ κ' π̓ τρεφουσι κηρυκα κ' αυλητ̓ επειτ αρχων ... . μινα δραχ...
τ' ημερασ αθλοθεται δ εν πρυτανειωι διπνουσι τον εκ.....αιωνα μηνα ωι αν
ηι τα παναθηναια αρξαμ'οι απο τ' τετραδοσ ισταμ'ου αμφικτυονεσ εισ δηλον δρα
χμην τ' ημερασ εκαστ' εκ δηλου λαμβανουσι δ' κ' οσαι αποστελλοντ̇ꓶ αρχαι εισ σα
μον . ..υρον η λημνον η ιμβρον εισ σιτησιν αργυριον αρχειν δ' τασ μ' κ̓ πολεμον
αρχασ .... πλεονακισ τ' δ αλλων ουδεμιαν πλην βουλευσαι δισ τα δ' τα δικαστηρια
υ
.λη...... οι $\overline{\vartheta}$ αρχοντεσ κ̓ φυλασ ο δ' γραμματεσ τ' θεσμο... .... . δεκατησ φυλησ εισοδοι

---

22 ηγ...μ'ο.] iterata est littera γ.
28—32] in foramine singulorum versuum septem vel sex interciderunt litterae.
32 π̓ τρεφουσι] littera π̓ incerta.
34 αμφικτυονεσ] litterae φι evanidae.

---

22 δέκα] hoc loco addidit Richards, ante φυλάρχους Sandys. || ἕνα] ἕνα ἐκ? cf. XXX[18]. || ἡγησόμενον] Kenyon; idem post hoc participium supplevit τῶν ἱππέων, coll. Polluc. VIII 94. An scriptor dederat τῶν ἱππέων ἡγησομένους?
23 ἐπιμελεῖται] Kenyon.
24 τοῦ Ἄμμωνος] Kenyon. — De Ammonis cultu Diels conferri iubet CIA. II 741 (anni 333).
25 μετὰ τῶν] Gennadios vHerwerden (μετ leg. μ'τ'). — Quosnam magistratus in mente habeat scriptor dictu difficile. || ἐκ] Kenyon.
26 αἱ post κληρούμεναι addidit Gertz. || δήμους] Kenyon.
28 δημότας] Kenyon. || μὲν ὁ δῆμος] Kenyon, qui tamen iure miratur mercedem solito maiorem (cf. XXI[2–4]).
29 ὀβολοὺς] post ἐννέα addidit vHerwerden. || δικαστήρια] Kenyon.
30 (εἷς) ὀβολὸς προστίθεται] ita legendum esse deletis quae sequuntur δέκα προστι-

XXX Arist. fr. 392 R.

χειροτονοῦσι δὲ καὶ φυλάρχους δέκα, ἕνα τῆς φυλῆς, τὸν ἡγησό- 22
μενον τῶν ἱππέων ὥσπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν. 23

χειροτονοῦσι δὲ καὶ εἰς Λῆμνον ἵππαρχον, ὃς ἐπιμελεῖται τῶν
ἱππέων τῶν ἐν Λήμνῳ. 24

Arist. fr. 402, 403 et 443 R.

χειροτονοῦσι δὲ καὶ ταμίαν τῆς Παράλου καὶ ἄλλον τῆς τοῦ Ἄμμωνος.

62. αἱ δὲ κληρωταὶ ἀρχαὶ πρότερον μὲν ἦσαν αἱ μὲν μετὰ τῶν 25
ἐννέα ἀρχόντων ἐκ τῆς φυλῆς ὅλης κληρούμεναι, αἱ δ' ἐν Θησείῳ 26
κληρούμεναι, αἳ διῃροῦντο εἰς τοὺς δήμους· ἐπειδὴ δ' ἐπώλουν οἱ
δῆμοι, καὶ ταύτας ἐκ τῆς φυλῆς ὅλης κληροῦσι, πλὴν βουλευτῶν καὶ 27
φρουρῶν· τούτους δ' εἰς τοὺς δημότας ἀποδιδόασι. 28

Arist. fr. 421 R.?

μισθοφοροῦσι δὲ πρῶτον μὲν ὁ δῆμος ταῖς μὲν ἄλλαις ἐκκλησίαις 29
δραχμήν, τῇ δὲ κυρίᾳ ἐννέα ὀβολούς· ἔπειτα τὰ δικαστήρια τρεῖς
ὀβολούς· εἶθ' ἡ βουλὴ πέντε ὀβολούς, τοῖς δὲ πρυτανεύουσιν εἰς σίτησιν 30
εἷς ὀβολὸς προστίθεται. ἔπειτ' εἰς σίτησιν λαμβάνουσιν οἱ ἐννέα ἄρχον- 31
τες τέτταρας ὀβολοὺς ἕκαστος, καὶ παρατρέφουσι κήρυκα καὶ αὐλητήν· 32
ἔπειτ' ἄρχων εἰς Σαλαμῖνα δραχμὴν τῆς ἡμέρας· ἀθλοθέται δ' ἐν τῷ 33
πρυτανείῳ δειπνοῦσι τὸν Ἑκατομβαιῶνα μῆνα ᾧ ἂν ᾖ τὰ Παναθήναια, 34
ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου· Ἀμφικτύονες εἰς Δῆλον δραχμὴν 35
τῆς ἡμέρας ἑκάστης ἐκ Δήλου λαμβάνουσι. λαμβάνουσι δὲ καὶ ὅσαι
ἀποστέλλονται ἀρχαὶ εἰς Σάμον ἢ Σκῦρον ἢ Λῆμνον ἢ Ἴμβρον εἰς 36
σίτησιν ἀργύριον.

ἄρχειν δὲ τὰς μὲν κατὰ πόλεμον ἀρχὰς ἔξεστι πλεονάκις, τῶν δ' 37
ἄλλων οὐδεμίαν, πλὴν βουλεῦσαι δίς.

---

63. τὰ δὲ δικαστήρια κληροῦσιν οἱ ἐννέα ἄρχοντες κατὰ φυλάς, ὁ 38

θενται vidit Blass, qui ingeniosissime originem vitii inde repetivit quod litterae *ΙΠΡΟΣΤΙΘΕΤΑΙ* (*Ι* = signum quo obolus designari solet) male fuerint intellectae, quasi *Ι* significaret δέκα.

31 οἱ] Gennadios. || ἐννέα ἄρχοντες τέτταρας] Kenyon.

32 εἰς Σαλαμῖνα δραχμὴν] Kenyon.

33 τῷ] ante πρυτανείῳ vHerwerden addidit. || Ἑκατομβαιῶνα] Kenyon.

34 Ἀμφικτύονες] Kenyon.

35 ἐκ Δήλου] verba obscura, fortasse ex praecedenti εἰς Δῆλον orta. || λαμβάνουσι] iterandum esse verbum vidit Kenyon.

36 ἢ Σκῦρον] Kenyon.

37 ἔξεστι] Kenyon. || δὲ] Kenyon pro δ' τα. An δὲ δέκα?

38 κληροῦσιν et θεσμοθετῶν τῆς] Kenyon. Praeterea vHerwerden inseruit τοὺς ante τῆς. Cf. XXIX[46].

XXX δ' // εισ τα δικασ..ρια δεκα μια τηι φυληι εκαστηι κ' κλη....... εικοσι δ..
..ι φυληι εκαστηι
κ' κιβ.... ...... δεκα τηι φυληι εκαστηι κ' ετερα κιβωτι. .... .μβαλλετ
τ' λαχοντ' δικα.
τ' τα π...... κ' υδριαι δυο κ' βακτηρια π'τιθενται κ' τ' ει..... εκαστην ουσ
οι περ οι δικα.
δ
ται κ' βαλανοι εισ τ' υδριαν εμβαλλοντ εισαι ταισ βακτηριαισ .εγραπται δ
εν ταισ βαλανοισ ..
του λ̄ .τριακοστου.
στοιχεια απο του ενδεκατου του τριακοστου οσα περ εαν μελλη. .α δικαστηρια πληρωθη
ο
σεσθ' δικαζειν δ εξεστιν τοισ υπερ λ̄ ετη γεγονοσιν σοι αυτ' .η οφειλουσιν τωι δημοσι
ωι η ατιμοι // εαν δ' τισ δικαζηι οισ μη εξεστιν ενδεικνυντ κ' το δικαστηριον εισαγγελ..
εαν δ αλωι προστιμ.... αυτωι οι δικαστ ο τι αν δοκηι αξιοσ ⟍ παθε.. η
αποτισαι εαν δ' αργυριου
τιμηθηι δει αυτον δ'δ'.. εωσ αν εκτιση το τε πρ□οτερον οφλημ. .φ ωι ενε-
δειχθη κ' ο τι αν
αυτωι προστιμηση το ...αστηριον εχει δ εκαστοσ δικαστησ□πινακιον πυξινον επιγε
γραμμ'ον το ονομα το εαυτου πατροθεν κ' του□δημου κ' γραμ.. εν τ' στοιχειων μεχρι
του κ̄ νενεμηνται γ' κ' φυλασ δεκα μερη οι δι□κασται π'πλ..ιωσ ισοι εν εκαστωι τωι
γραμ..τι επειδαν δ' ο θεσμοθετησ επικλη□ρωση τα γρ..ματα α δει προσπ' γινεσθ'
η
τοισ δικαστηριοισ επεθηκε φερων ο υπερετησ εφ εκασ... ....στηριον το γραμμα
το λαχον

---

39 ..ι φυληι εκαστηι] sic ms., non recte Kenyon [τη]σ φυλησ εκαστησ.
42 υδριαν] iterata est littera δ. || εισαι] deleta est littera ε.
43 του τριακοστου] haec deleta.
46 αλωι] iota postmodo insertum.
47 προτερον] post litteras πρ chartae locum vitiosum calamo praeteriit librarius; idem fecit vs. 48, 49, 50, 51.
53] hic in fine sententiae et circa paginae finem desiit librarius quartus; ultimo versui subscriptum est ornamentum simplex et exiguum, vacat sex versuum spatium. Sequebatur quarta operis pars, quam scripsit tertius librarius, qui etiam paginas XX—XXIV exaravit.

XX δὲ γραμματεὺς τῶν θεσμοθετῶν τοὺς τῆς δεκάτης φυλῆς. εἴσοδοι δ' εἰσὶν 39
εἰς τὰ δικαστήρια δέκα, μία τῇ φυλῇ ἑκάστῃ, καὶ κληρωτήρια εἴκοσι,
δύο τῇ φυλῇ ἑκάστῃ, καὶ κιβώτια ἑκατόν, δέκα τῇ φυλῇ ἑκάστῃ, καὶ 40
ἕτερα κιβώτια δέκα, οἷς ἐμβάλλεται τῶν λαχόντων δικαστῶν τὰ πινάκια· 41
καὶ ὑδρίαι δύο καὶ βακτηρίαι παρατίθενται κατὰ τὴν εἴσοδον ἑκάστην
ὅσοιπερ οἱ δικασταί, καὶ βάλανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται ἴσαι ταῖς 42
βακτηρίαις, γέγραπται δ' ἐν ταῖς βαλάνοις τὰ στοιχεῖα ἀπὸ τοῦ Λ, 43
ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι. 44

δικάζειν δ' ἔξεστιν τοῖς ὑπὲρ τριάκοντα ἔτη γεγονόσιν, ὅσοι αὐτῶν
μὴ ὀφείλουσι τῷ δημοσίῳ ἢ ἄτιμοί εἰσιν· ἐὰν δέ τις δικάζῃ ᾧ μὴ 45
ἔξεστιν, ἐνδείκνυται κατὰ τὸ δικαστήριον εἰσαγγελίᾳ, ἐὰν δ' ἁλῷ, προσ- 46
τιμῶσιν αὐτῷ οἱ δικασταὶ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀπο-
τεῖσαι. ἐὰν δ' ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι ἕως ἂν ἐκτείσῃ τό 47
τε πρότερον ὀφείλημα ἐφ' ᾧ ἐνεδείχθη καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ 48
τὸ δικαστήριον.

ἔχει δ' ἕκαστος δικαστὴς πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα 49
τό τ' αὐτοῦ πατρόθεν καὶ τοῦ δήμου καὶ γράμμα ἓν τῶν στοιχείων
μέχρι τοῦ Κ· νενέμηνται γὰρ κατὰ φυλὰς δέκα μέρη οἱ δικασταί, παρα- 50
πλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμματι. ἐπειδὰν δ' ὁ θεσμοθέτης ἐπικλη- 51
ρώσῃ τὰ γράμματα ἃ δεῖ προσπαραγίγνεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε 52
φέρων ὁ ὑπηρέτης ἐφ' ἕκαστον δικαστήριον τὸ γράμμα τὸ λαχόν. 53

---

39 *δικαστήρια* et *κληρωτήρια* et *δύο*] Kenyon. || *τῇ φυλῇ ἑκάστῃ*] *τῆς -ῆς -ης* Kenyon per errorem; e coniectura correxit vHerwerden.

40 *κιβώτια ἑκατόν*] Kenyon legit in ms. || *κιβώτια δέκα οἷς ἐμβάλλεται*] Kenyon.

41 *πινάκια*] Kenyon. || *βακτηρίαι*] Kenyon. || *εἴσοδον*] Kenyon. || *ὅσοιπερ*] Kenyon.

42 *τὰ*] Kenyon.

43 *ἀπὸ τοῦ Λ*] sic scribendum esse deletis verbis *τοῦ ἑνδεκάτου* vidit Rutherford, postquam vocem *τριακοστου*, quae in ms. sequitur, delevit Kenyon. Illud manifestum est litterae *Λ* glossema; hoc videtur ex sequenti versu, ubi *Λ* valet *τριάκοντα*, huc irrepsisse. || *ἂν*] vid. ad XII^{31}. || *μέλλῃ τὰ*] Kenyon.

44 *αὐτῶν μὴ*] Kenyon.

45 *ἄτιμοι*] ante hanc vocem vHerwerden addit *ἄλλως*. || *ᾧ*] Richards. || *εἰσαγγελίᾳ*] Fraenkel, *-λία* Kenyon.

46 *προστιμῶσιν* et *παθεῖν*] Kenyon.

47 *δεδέσθαι*] Kenyon. || *ὀφείλημα*] vHerwerden. || *ἐφ'*] Kenyon.

48 *τὸ δικαστήριον*] Kenyon. || *πινάκιον*] *ἓν* ante hoc vocabulum in ms. legi suspicatur Gertz.

49 *τ' αὐτοῦ*] vHerwerden. || *γράμμα*] Kenyon.

50 *δέκα*] Fraenkel praemittit *εἰς*; non opus, vid. IX^{4} XII^{34} XXIX^{27}. || *παραπλησίως*] Kenyon.

51 *γράμματι* et *γράμματα*] Kenyon.

52 *ἕκαστον δικαστήριον*] Kenyon.

COL. XXXI.

XXXI . α δε . . . . λλοσ . . . .

τη.
προσ . . . . καθ εκαστην φ .

λην επιγε . . . . επ αυτων τα στ . .

δεμ
χεια μεχρ . τ . . . . . ειδαν βαλλωσιν . .

ν δικαστ . ν τ . . . . . κια εισ το κιβωτι . .

εφ ου . ν η . επι . . . . . μμενον το γραμ . .

ο
το αυτο επ . ρ ε . . . . . . ινακιω εστιν α . .

των στοιχει . . . . σεισαντοσ του υ . .

ρετου ελ . ει ο . . . . . θετησ εξ εκασ . . υ

του κιβωτιο . . . νακιον $\overline{εν}$ ουτο . δε

καλ . . . . ησ και ενπηγνυσι

τα πινακια . . . . . . ν κιβωτιου εισ την

ο
κανωνιδα . . . . υτο γραμμα επεστιν

μη αει
οπερ επι του . . . . ουτοσ ινα μη αει

ο αυτοσ ενπ . . . . κακουργη εισι δε

ο
κανωνιδεσ . . . α εν εκαστω των κλη

τουσ κυβουσ
ρωτηριων . . . . . ενβαλη ο αρχων την

φυλην . . . . ο κληρωτηριον εισι

δε κυβοι . . . . λανεσ κ' λευκοι

οσουσ δ αν δε . . . . δικαστασ τοσου

Huius partis periit initium, una certe pluresve paginae post hanc desiderantur, reliquarum autem supersunt laciniae paucae et lacunosae; solus finis integer ad nos pervenit, et una praeterea pagina maximam partem potest restitui.

4 βαλλωσιν] quarta littera est deleta.

11 . . . ησ] sic, non υσ (Kenyon) ms.

14 μη αει] haec iterata sunt.

Hic una aut plures paginae manuscripti desunt.

Sequitur pagina (XXXI), quae divulsa est in duas lacinias. Hae in editionis phototypicae tabula *vigesima* separatim et ordine inverso sunt expressae; quomodo iungendae essent Kenyon post detexit quam imago illa est confecta.

Inter lacinias duas, ex quibus constat haec pagina, quot litterae interierint docet versus 10. Kenyon supplevit: vs. 2 init. ᾑροῦντο (vix recte), καθ', τὴν φυλήν, vs. 3 ἐπιγεγραμμένας (-να correxit vHerwerden), vs. 4 ἐπειδὰν, vs. 5 δικαστῶν τὰ πινάκια et κιβώτιον, vs. 6 γράμμα, vs. 7 ἐπὶ τῷ πινακίῳ, vs. 8 στοιχείων et ὑπηρέτου, vs. 9 ἕλκει ὁ θεσμοθέτης, vs. 10 κιβωτίου πινάκιον, 12 τοῦ, 13 τὸ αὐτὸ, vs. 17 ἐμβάλῃ, vs. 19 μέλανες, vs. 20 δέῃ, vs. 22 μέλανες, vs. 24 ὑπηρέτης, vs. 27 αὐτὴν et δείκνυσιν, vs. 28 πρῶτον μὲν et ἐφεστηκότι, vs. 30 κιβώτιον, vs. 32 βαλάνῳ, vs. 36 μέλλῃ. — In vs. 15 non bene ἐμπηγνύτης ὢν supplevit, neque recte vs. 25 ἐμπηγνύτης legi putavit, vocem inauditam et male formatam; utrobique ἐμπήκτης correxerunt Bywater Sandys coll. Anecd. Bekk. p. 258.

vHerwerden supplevit: vs. 4 τοῦ Κ, vs. 6 ἂν ᾖ et ἐπιγεγραμμένον, vs. 7 ὅπερ, vs. 8 διασείσαντος, vs. 12 τὰ ἐκ, vs. 13 ἐφ' ἧς, vs. 14 κιβωτίου, vs. 16 δέκα, vs. 18 καλεῖ εἰς τὸ, vs. 19 πολλοί, vs. 23 ἐμβάλῃ, vs. 29 τοῦτο ἐπειδὰν, vs. 31 αὐτὸ (item Richards), vs. 36 ἀεὶ, vs. 38 ἂν ᾖ.

vLeeuwen dedit: vs. 11 καλεῖται ἐμπήκτης, vs. 17 ὅταν δ', vs. 20 λαχεῖν, vs. 21 τοσοῦτοι — λευκοί, vs. 22 οἱ δὲ, vs. 30 ὁπόθεν, vs. 34 εἰς, vs. 37 ἔχοντα (cum correctore?).

XXI .α δε..........λλοσ..........προσ.......... καθ' ἑκάστην τὴν φυλὴν 1
ἐπιγεγραμμένα ἐπ' αὐτῶν τὰ στοιχεῖα μέχρι τοῦ Κ. ἐπειδὰν δ' ἐμβά- 4
λωσι τῶν δικαστῶν τὰ πινάκια εἰς τὸ κιβώτιον ἐφ' οὗ ἂν ᾖ ἐπιγε- 5
γραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστίν, ἀπὸ τῶν 7
στοιχείων διασείσαντος τοῦ ὑπηρέτου ἕλκει ὁ θεσμοθέτης ἐξ ἑκάστου 9
τοῦ κιβωτίου πινάκιον ἕν, οὗτος δὲ καλεῖται ἐμπήκτης. καὶ ἐμπήγνυσι 10
τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα ἐφ' ἧς τὸ αὐτὸ 12
γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς 14
ἐμπήκτης ὢν κακουργῇ. εἰσὶ δὲ κανονῖδες δέκα ἐν ἑκάστῳ τῶν κλη- 16
ρωτηρίων. ὅταν δ' ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν καλεῖ εἰς 17
τὸ κληρωτήριον. εἰσὶ δὲ κύβοι πολλοὶ μέλανες καὶ λευκοί, ὅσους δ' 19
ἂν δέῃ λαχεῖν δικαστάς, τοσοῦτοι ἐμβάλλονται λευκοί, κατὰ πέντε 21

XXXI το. ..βαλλον... ...κοι κατα πεντε
πινακια εισ .. ..ανεσ τον αυτον τρο
πον επειδαν δε ... τουσ κυβουσ καλει
τουσ ειληχοτασ ο ... υπαρχει δε και ο εν
πη . τησ εισ λαγ....ν ο δε κληθεισ και
................ν εκ τησ υδριασ
και .ροσξασ αυτ... ων το γραμμα δ..
κυυσιν πρωτο. ... τω αρχοντι τω ε.εσ
τηκοτι ο δε τ.... .....αν ιδη ενβαλλει το
τ
πινακιον δ.... .... κιβωδιον ον οπου
.εν ηρξεν επειτα ... ον το αυτου στοιχει
σ
ον οπερ εν τηι βαλ...ι εισ οιον αν λαχη
ουληται
εισειη και μη εισ ...ν αν βαληται μηδε..
ηι
ησ συναγειν ... δικαστηριον ουσ αν
βουληται τισ ..... ται δε τω αρχοντι κι
α
βωτιον οσ αν ... .ελλη τα δικαστηρια
α ι
πληρωθησεσθα . ..ντασ στοιχειον ε
καστ□ον οπερ αν . του δικαστηριου εκασ

COL. XXXII.

XXXII .....ειχ.....................
. πηρετηι ει ....ω..

---

30 ον] deletum.
32 τηι] iota postea insertum. || εισ] iterata est littera σ.
33 βαληται] litterae αληται deletae.
34 ησ] deletum.
37 ..ντασ et ι] litterae α et ι iteratae.
38] post litteras καστ maculam vitavit librarius.

XI πινάκια εἷς, οἱ δὲ μέλανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δ' ἐμβάλῃ τοὺς 22
κυβούς, καλεῖ τοὺς εἰληχότας ὁ ὑπηρέτης. ὑπάρχει δὲ καὶ ὁ ἐμπήκτης 24
εἰς .... ὁ δὲ κληθεὶς καὶ ....ν ἐκ τῆς ὑδρίας καὶ . ρ 26
. σξας αὐτὴν ... ων τὸ γράμμα δείκνυσι πρῶτον μὲν τῷ ἄρχοντι τῷ 28
ἐφεστηκότι· ὁ δὲ τοῦτο ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον 29
κιβώτιον ὁπόθεν ἦρξεν ἔπειτα ... ον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ 31
βαλάνῳ εἰς οἷον ἂν λάχῃ εἰσείῃ καὶ μὴ εἰσ ... ἂν βούληται μηδεὶς 33
ᾗ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις ... ται δὲ τῷ 34
ἄρχοντι κιβώτια ὅσ' ἂν ἀεὶ μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι 36
ἔχοντα στοιχεῖον ἕκαστον ὅπερ ἂν ᾖ τοῦ δικαστηρίου ἑκάστου ... 38

Sequens pagina (XXXII) maximam partem legi nequit. Componenda est ex duabus laciniis, quarum prior, cum paginae XXXI parte dextra cohaerens, in tabula *vigesima* editionis phototypicae reperitur; posterior, cui paginae XXXIII pars sinistra adhaeret, repraesentata est in tabula *undevigesima*.

In interpretandis papyri signis evanidis secuti sumus Kenyonem. Hic in versibus 8—15 agnovit vestigia loci, quem ex Aristotelis opere afferunt scholia ad Aristophanis Plut. vs. 278 (Aristot. fr. 420 R.):

II τοῖς γὰρ δικαστηρίοις χρώματα ἐπιγέγραπται ἐφ' ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου· ὁ δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς τὸ δικαστήριον τὸ ὁμόχρων μὲν τῇ βακτηρίᾳ ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ. ἐπειδὰν δ' εἰσέλθῃ, παραλαμβάνει σύμβολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρχήν.

Paginae XXXIII non nisi sinistra pars superest, eaque ita attrita ut paucae tantum litterae initio singulorum versuum possint distingui, in quibus describendis secuti sumus Kenyonem.

Pagina XXXIV tota fere periit, sed fragmenta quatuor ex ea superesse videntur; quartum certe ad eam pertinet. Quorum primum (a) exhibet versuum undecim initia, unde intellegitur aut ab hac aut a sequenti pagina esse avulsum; secundum et tertium (b et c) unde provenerint non liquet, fieri igitur potest ut non ad hanc paginam sed ad praecedentem aut ad sequentem sint referenda; quartum (d) praebet exitum versuum ultimorum huius paginae, qui cum parte sinistra versuum ultimorum paginae XXXV cohaerent.

XXXII

οσ ο δε υπηρ . . . . τηρια . .
ω
. μοχρον τωι εκα . . . .
περ
. . εν τη βαλανωι . . . . και αυτω . .
. . ελθειν εισ . . . . εαν τα . .
. . ετερον ει . . . .
. . . ησ βακτηριασ . . . . ιοισ χρω
. α . α επιγεγραπτ . . . . επι τω σφη
. ισκωι τησ εισ . . . . βακτηρ
. . . βαδιζει εισ . . δεικα . . . . ομοχρων
μεν τη βακτ . . . αι ε . . . . γραμμα
. . . . εν τη βαλανω επ . . . . παραλαμβ
ανει συνβολον δη . . . . . . παρα του ειλη
. . τοσ ταυτην την α . . . . τα . ην τα . .
. . την βακτηριαν . . . . τη . . . . .
. . . τροπον . . . . τεσ τοισ . . . . .
. . . ουσ . . . . . . δι . . . οι κ . περ κ . .
. πι . . ακηλ . . . . δημοσια α . .
. . σ φυλησ εκαστησ α . . . . δοασιν τα . .
. . . ενε . . το δικα . . . . ιον εκαστον . .
. . εστιν τα . . . . . . φυλησ των . .
ενεκα ο τω . . . κα . . . παραδιδοα . .
δε τοισ ειληχ . . . . δοναι τοισ δ ιδ . .
ταισ εκαστωι . . . . . . ωι αριθμωι τ . .
παρα τωι . . τουτον . . . υν . . σ απο . .
δωσι τ . . . θον . . . . δε παντα . . .
κατα δικαστηρια τρ . . εν τω . . . . ν

XXXII δικαστηρ . ο . . . . . ια και . . . . χ
ειν ειτ επι τα . . . .
και ετεροι κυ . οι εν οι . . . . ων αρ . . ντ . .
τω ε . . . ξ . . ετα . . . το . . των . . . . .
θετων . . . . τουσ κυ . . .
βαλλουσιν ο πεντ . . . .
τηριον ο δε των αρ . . . .
. . δαν . . . τη α . . . αρχων . . . . . .
. . . . κηρυ . . . .

COL. XXXIII.

XXXIII . ρχων τ
. ευτερ
. εμια . . σι
. αν λα
. ωσ κ
. ται η αρχη
. τηριωι εκαστωι
τιον πινακιον
καστησ τησ
ετερον κενον
τουσ πρωτουσ

δε . ρ . τεσ παρα
μηδεισ παρα
. . δωρ . μητε
. . ητα . . αρεσ
. . λαχον
απολαμβανο
τον μισθον
ται αι φυλαι
δαν δικασωσ
διασ α τον

τουτο συν
ταυτα
οταν μεν
τωι αριθμ .
. . του νομο
εισ αυτο το π
. . σιλευσ
. . σι . εισι δ
. . ρουσ
. . τασ

[Sequuntur versus quinque, quorum ne una quidem littera legi potest.]

COL. XXXIV.

XXXIV

(a)
καστοι
πευδοι

(b)
στηρ
τεσ

(c)
ενα
μαρ

(d)
νσ . . δασ
ιδιουσ

XXXIV	θειν το^{υ}σ	μητε	ναπ	ων τ.ν
	λαμβα	ενοχ	ωσ τρη	λ
	ροσ τοισ δ	ουσι τε	.πιλαμβ	δε ταδ
	εν δε τοισ	τουσ	τω τε κ	.....
	.ωι διαφ	ν δικ	δια μεν	χουσ
	.πι τοισ		δ^{ε}ων οσ	σ ο δει . του
	.στι δε		χρων τ`	ου τοισ ερ
	.ρηματ			....
	απο τη			επταχουσ δε
				ων και διχουσ
				διχουσ εξαχουσ
				ερον... σου..
				ωσ επιλαμβανει

COL. XXXV.

XXXV εστι . . . . αν

δεδε . . . . ειν

συν . . . . ενην μεν

τα ν . . . .

τριε . . . . αυλισ

κον . . . . .μισειαι τε

τρυ . . . . .δε λα

χοντεσ . . .   . .νοι

ωσιν . .   . . .ων

δικαστ . .   . . .ν και

πληρη . . . . .να μη

τε πλη . . . . .τερασ

Paginae XXXV latus dextrum praebet lacinia, in qua paucae tantum ultimorum versuum litterae discerni possunt; alia lacinia exhibet primas litteras versuum ultimorum quindecim, quae sufficiunt ad agnoscenda verba ab Harpocratione allata s. v. *τετρυπημένη* (Aristot. fr. 424 R.), unde sagaciter hunc locum Kenyon ita restituit:

XV *ψῆφοι δ' εἰσὶ χαλκαῖ αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι αἱ δ' ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις· ἵνα μήτε πλήρεις μήτε τετρυπημένας ἀμφοτέρας λαμβάνωσιν.*

XXXV λαμβ...... .... .αχω ..
απολα ....
ψηφιζ ....

[Hic finem habet pagina XXXV.]

COL. XXXVI.

XXXVI .. του γ αποδιδ....αρ γ̄ καλ........ψηφι
.....παντεσ οι .ρασ τι λα...... .. ορον
..εαν μη ψηφιζηται εισ ... αμφορεισ [ρεισ]
...ανται εν τω δικαστηριω ο μεν χ.λκουσ
..λινοσ διαιρετοι .πωσ .αν.... υπο αλλων
....εισ ουσ ψηφιζονται .. εκαστα ο μεν
......σ κυριοσ ο δε ξυλινοσ ακυροσ εχε. . . χαλ
.... .πιθημα διερρ...μενον ωστ αν.ην
....ν χωρειν την ψηφον ιν. .η δυο . αυτ[ο]
....η επειδαν δε διαψηφι...... μελλωσιν
...τα ο κηρυξ αγορ..ει πρωτον .ν εισκα
...ται οι αντιδικοι τασ μαρτυριασ .. γαρ
.. επισκηψασθαι ....αντ α...ραψη
..θαι επειτα παλιν . ...υττ.. η τε
....μενη του προτερο. .... η .. πλη
... ..υ υστερον λεγοντοσ .... αστ ..τα
.. του λυχνειου [ν] τασ ψηφουσ .πι ε...του
.. τησ ψηφου και ο δεικνυων .. σα
..μεν οι .... το τετρυπημε.ον
.. πληρεσ βαλλει την .. εν .. εισ
..ουν α μ..τη ... ρο ..εισ

Paginam XXXVI efficiunt laciniae tres, quarum tertia cum pagina XXXVII cohaeret. Exhibet eas editionis phototypicae tabula *vigesima prima*, sed ordine praepostero (b-a-c).

In paginae initio (vs. 3 sqq.) extant ea quae afferuntur in scholiis ad Aristophanis Equit. vs. 1150 (cf. Polluc. VIII 123). Etiam proxime sequentes versus aliquot incolumes fere evaserunt. Locum ita constituit Kenyon:

I *ἀμφορεῖς δύο ἵστανται ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χαλκοῦς ὁ δὲ* 3
ξύλινος, διαιρετοὶ ὅπως .αν.... ὑπὸ ἄλλων .. εἰς οὓς ψηφίζονται 5
t. *ἐφ' ἕκαστα, ὁ μὲν χαλκοῦς κύριος, ὁ δὲ ξύλινος ἄκυρος. ἔχει δ' ὁ* 7
χαλκοῦς ἐπίθημα διερρινημένον, ὥστ' αὐτὴν μόνην χωρεῖν τὴν ψῆφον, 8
ἵνα μὴ δύο ὁ αὐτὸς ἐμβάλλῃ. ἐπειδὰν δὲ διαψηφίζεσθαι μέλλωσιν, 10
.. τα ὁ κῆρυξ ἀγορεύει, πρῶτον ἵν' εἰσκαλῶνται οἱ ἀντίδικοι τὰς 11
μαρτυρίας· .. γὰρ .. ἐπισκήψασθαι ....αντ ἀναγράψῃ .. θαι. ἔπειτα 13
πάλιν ὁ κῆρυξ κηρύττει· „ἡ τετρυπημένη τοῦ πρότερον λέγοντος, ἡ δὲ 15
πλήρης τοῦ ὕστερον λέγοντος.” .... ασι .. τα .. τοῦ λυχνείου τὰς 16
ψήφους ἐπὶ ἕκαστον .. τῆς ψήφου καὶ ὁ δεικνύων .. σα 18

Ultimi huius paginae versus tres, qui satis integri sunt, continent ea quae in lex. Cantabr. p. 670 citantur; sequitur pagina XXXVII, in qua operis finis extat.

..... τῶν ψήφων, τοῦ μὲν διώκοντος τὰς τετρυπημένας, τοῦ δὲ φεύ- 32
R. *γοντος τὰς πλήρεις· ὁποτέρῳ δ' ἂν πλείους γένωνται, οὗτος νικᾷ. ἐὰν δ'* 34
II *ἴσαι, ἀποφεύγει. εἶτα πάλιν τιμῶσιν, ἐὰν δέῃ τιμῆσαι, τὸν αὐτὸν τρό-* 1
πον ψηφιζόμενοι, τὸ μὲν σύμβολον ἀποδιδόντες, βακτηρίαν δὲ πάλιν 3
παραλαμβάνοντες. ἡ δὲ τίμησίς ἐστι πρὸς ἡμίχουν ὕδατος ἑκατέρῳ. 4
ἐπειδὰν δ' αὐτοῖς ᾖ δεδικασμένα τὰ ἐκ τῶν νόμων, ἀπολαμβάνουσι 6
τὸν μισθὸν ἐν τῷ μέρει οὗ ἔλαχον ἕκαστοι. 8

---

9 *ἵνα μὴ δύο ὁ αὐτὸς ἐμβάλλῃ*] vLeeuwen, *ἣν δ' οἱ δύο τὸν αὐτὸν ..η* Kenyon (invito ms.).
11 *ἀγορεύει*] Wyse, *ἀγοράζει* Kenyon. || *ἵν'*] *ἂν* Kenyon.

5 *ἑκατέρῳ*] *-ρων* Kenyon cum prima manu, non recte.
34 *πλείους γένωνται*] vHerwerden ex fr. Arist. 425. Certa tamen in ms. est littera *η*.

XXXVI ..νον πλα..................α
..μενοι λαβειν τασ ....ηρετ..
..μφορεα τον κυριον .. ωσ ...ανα
..πηματα ...τα ....αιρη
..αυτα .....ενα ....θμοι
..εκ .... ηρ. η δηλ
..τι δ............... ουσ ..λη
.. δια .. τασ ... του α.. α.ισ
..με ... εισ χ .... δε ταυτ ε
..μεν .. αν .. ρε .. κ .. τον
..ων των ψηφων του μεν διω
...τοσ τασ τετρυπημενασ του δε φ........
..σ πληρεισ οποτερω δ.. ..... .ενη
... ..τοσ νεικα αν δε .... .ιτα πα

COL. XXXVII.

XXXVII λιν τειμωσι αν δεη τειμησαι τον αυτον
τροπον ψηφιζομενοι το μεν συμβολον
αποδιδοντεσ βακτηριαν δε παλιν παραλαμ
βανοντεσ η δε τειμησισ εστιν προσ ημιχο$^{\upsilon\nu}$
υδατοσ εκατερων επειδαν δε αυτοισ η δε
δικασμενα τα εκ των νομων απολαμ
βανουσιν τον μισθον εν τω μερει ου
ελαχον εκαστοι

[Hic finem habet opus, quod ornamento clausit librarius. Reliqua h[...] pagina, quae integra superest, vacat.]

OBSERVATIONES PALAEOGRAPHICAE.

Opus aliunde ignotum, quod in Papyro CXXXI Musei Britannici extat, cum notis criticis et exegeticis primus edidit vir doctissimus F. G. Kenyon, *Aristotle on the Constitution of Athens* 1891 (printed by order of the trustees of the British Museum); qui transscribendis et interpretandis litteris libri lectu partim difficillimi multisque locis lacunosi de nostris studiis egregie meritus est. Brevi post publici iuris facta est editio phototypica, quae accuratam praebet ipsius papyri imaginem: *Aristotle on the constitution of Athens, facsimile of Papyrus CXXXI in the British Museum* 1891 (printed etc.).

Quas sortis vicissitudines expertus sit liber vetustus priusquam in Museum et philologorum manus pervenerit, nescimus; unde et a quo illuc delatus sit non dixit editor, sive ipse ignoraverit sive enarrare quascunque ob causas noluerit.

Initium operis deest. Quod non temporis iniuria periit, nihil enim desideratur eorum quae perscripsit librarius, sed mutilum exemplar videtur secutus esse; quapropter in fronte voluminis spatium unius paginae (fortasse plurium) reliquit vacuum, ut ex integriore exemplari postmodo exordium praemitti posset.

Cum operis introitu abest titulus. Vix tamen potest dubitari quin papyrus noster praebeat opus *de Atheniensium civitate* illud, quod Aristoteli tribui solebat; nam verbotenus hic leguntur quae ex illo opere afferuntur a grammaticis, id quod Kenyon optime perspexit et

accurate singulis locis exposuit [1]). Quamquam minime hinc sequitur revera ipsi Aristoteli deberi nostrum librum; immo plura quam velles insunt quae viro docto et sagaci non videantur esse imputanda.

Quatuor chartae opus continent, quae olim totidem volumina fuisse suspicatur Kenyon [2]). In prima extant paginae I—XI, in secunda paginae XII—XXIV, in tertia paginae XXV—XXX, in quarta paginae XXXI—XXXVII; sed quarta haec pars pessime est habita, nec nisi finis superest integer. Superscriptum est *A* paginae I, *B* paginae XII, *Γ ΤΟΜΟΣ* paginae XXV.

Quid moverit librarios ut paginas modo latissimas modo perquam angustas scriberent non apparet; versus paginae XI continent centenas fere litteras et amplius (centum et viginti leguntur XI^{27}), in pagina XIII vero vix triginta litterae singulis versibus leguntur.

Exaratum est opus in dorso manuscriptorum, quibus procurator villae alicuius privatae in Aegypto sitae rationes dedit pecuniarum acceptarum et expensarum anno undecimo imperatoris Vespasiani (78/79 p. C.). Haud ita diu postquam hae rationes confectae sunt, exeunte igitur primo post Christum saeculo aut ineunte secundo, novum in usum adhibitas esse chartas, probabiliter statuit Kenyon.

Prima charta alii consilio inservire coepit priusquam operis Aristotelici in ea excriptum est initium; nempe in paginae X parte inferiore et post hanc paginam extant versus 65, qui scholia ad initium orationis a Demosthene contra Midiam habitae continent aliunde ignota (vid. infra pag. 180—185); inversi hi sunt et rudi arte deleti.

Praeter eum qui haec exaravit quatuor homines papyrum nostrum perscripserunt. Ili quibus litterarum ductibus usi sint, nonnisi ipse papyrus aut phototypica eius imago docere potest, aliquam tamen eorum notitiam colligere licet ex tabulis, quas huic editioni subiungendas curavimus. Recte iudicasse videtur primus editor Kenyon, inter eos unum tantum fuisse verum librarium, illum virum nimirum qui paginas XIII—XX exaravit litteris uncialibus iisque satis nitidis; quem non fuisse cultioris ingenii hominem, docent crebri in quos incidit errores, partim admodum mirifici; nam is qui τεπαρακοντα scrip-

[1]) In margine editionis nostrae fragmenta indicavimus ex recensione VALENTINI ROSE (Aristot. ed. Berolin. vol. V, 1870).

[2]) „There are four separate lengths of papyrus, which probably were originally distinct rolls" (Introduction p. X). — Ex Kenyonis hisce verbis iure nostro efficimus, non fuisse volumina cum in Museum Britannicum perferrentur.

sit pro *τετταρακοντα* (XIII^{5}) et *πριν* pro *πλην* (XIII^{26} XIV^{15}), qui *ηγνηται* (*γίγνηται*, XIII^{32}), *ανδδρεισ* (*ἄνδρες?* XIII^{34}), *φθηνονθοσ* (*φθίνοντος*, XIII^{41}) alia dedit, quae piget recensere, non erat vir liberaliter educatus, qui mente sua uti soleret, sed unus ex stolida illa librariorum gente, quae quid significarent litterae a se pictae nihil curabat, si modo quadrarent versus (vid. paginae XVIII initium) nec lituris vel maculis deturparetur charta. Aliquanto melior in vita videtur fuisse conditio eius viri, qui in opere exarando eum excepit (pag. XX—XXIV et XXXI sqq.); quamquam artis scribendi hic minus peritus erat, certe litteris usus est negligenter admodum formatis et parum sibi constantibus. Is vero qui manuscriptum incohavit (pag. I—XII) et is qui ultimam partem eorum quae integra supersunt exaravit (pag. XXV—XXX), optime intellexisse videntur verba scriptoris, quae currente calamo depinxerunt litteris non inelegantibus, firmis, aequalibus, artis, vix usquam nisi temporis culpa obscuris, multas admiscentes notas ut chartis parcerent. Viros fuisse doctos, qui libri utilissimi exemplar suos in usus conficere vellent, haud improbabiliter suspicatur Kenyon. Vitia sane admiserunt, sed pauca, in his autem nonnulla quae eruditionem aliquam prodant, non enim cuiusvis est hominis *πενθημιμερον* calami lapsu scribere pro *πενθήμερον* (XII^{38}); alia ipsis vix imputanda esse videntur, ea nimirum quae occurrunt in versibus Solonis (pag. II—IV), hos enim vitiosos extitisse in exemplari unde sua descripserunt credibile est [1]).

Iota quod dicitur adscriptum a *prima* manu vix usquam est neglectum, a *secunda* vix usquam additum; *tertia* manus hac in re, ut in aliis, parum sibi constat, post *-ω* tamen addere, post *-η* omittere solet; *quartae* appingere mos est, quamquam haec quoque litteram quiescentem haud ita paucis locis omisit.

Nusquam permixta est vocalis *ε* cum diphthongo *αι*; nam quod unum huc pertinere videri posset, *Κλαιενετον* pro *Κλεαινετον* XI^{36}, id non pervulgatae horum sonorum confusioni sed turbato ipsarum litterarum ordini tribuendum esse videtur vitium.

Permultis vero locis, ut assolet, permixta sunt *ει* et *ι*. A quo errorum genere ne prima quidem manus abstinuit, quae ceteris aliquanto peritior fuit orthographiae; secunda autem ridicule ei indulsit, quae *επι* et *επιτα* pro *ἐπεί* et *ἔπειτα*, *ετι* pro *ἔτει*, *ισ* pro *εἰς* vel *εἷς*, *αφιλον*

[1]) Res igitur huc redit, ut papyri partes prima tertia quarta a singulis hominibus exaratae sint totae, secunda vero a tribus.

pro *ἀφεῖλον*, *πολειτια* pro *πολιτεία*, *προιστηκι* pro *προειστήκει* aliaque id genus multa scripserit, quae partim a prima manu, correctoris partes agente, emendata sunt. His omissis reliqua afferemus.

Scripsit igitur *ι* pro *ει*:

manus *prima*: *αποσισαμ'οι* II^{28}, *δανισαμ'οι* II^{31}, *επιμελιαν* IX^{8}, *κατακλισθεισ* XI^{22}, *λιψυδριον* VIII^{2,4}, *πισιστρατοσ* V^{28,33,37};

manus *secunda* (praeter ea quae postmodo correcta sunt): *αποκτιναι* XVII^{2}, *απεκτιναν* XVII^{37}, *αριον* XX^{24}, *αφιλον* XVI^{4}, *δανιζομενοι* XVII^{32}, *διαλυσισ* XVII^{48}, *διαφθιραι* XVI^{43}, *εδανισαντο* XIX^{10}, *εξηλιψαν* XIX^{38}, *επι* XVI^{10}, *επιδαν* XVIII^{42}, *επιθ* XVI^{30}, *επιλιπεσθαι* XV^{19}, *επιτα* XIV^{42}, *ετι* XIV^{32}, *ιρηνην* XIV^{43} XV^{16}, *ισ* XVII^{1}, *κλιτοφων* XV^{22}, *οικιων* XIX^{45}, *πολειτιαν* XIII^{3}, *πολειτιασ* XIV^{1} XVI^{26}, *πολιτια* XIV^{11}, *πολιτιαν* XIII^{36} XIV^{32} XV$^{13, 20, 44}$ XX^{6}, *πολιτιασ* XIV^{30} XVII$^{5, 11}$ XIX^{23}, *πολιτιαι* XVII^{33}, *πιραιωσ* XV^{34} XIX$^{5, 42}$, *πιραιει* XIX$^{7, 8}$, *προιστηκεσαν* XVIII^{3}, *χιμωνοσ* XVI^{38};

manus *tertia*: *εξιργασμενα* XXIV^{19}, *επιτηδιοτατουσ* XXI^{25}, *πιραιωσ* XX^{33}, *πιραια* XXI^{30};

manus *quarta*: *αριστογιτονι* XXIX^{25}, *δανισαμ'οσ* XXVI^{50}, *δανισηται* XXVI^{51}, *διπνουσι* XXX^{33}, *εξαλιφουσι* XXVI^{8}.

Contra *ει* pro *ι* dedit:

manus *prima*: *ανειεσ*^{θ} XI^{9}, *αρεοπαγειται* I^{39}, *αρεοπαγειτ'* I^{36} III^{26}, *βελτειω* XI^{30}, *διετρειβε* VI^{5}, *δισχειλιουσ* XI^{13}, *εκεινουν* XI^{14}, *κεινειν* IV^{5}, *οπλειται* X^{17}, *πολιτευσαμ'ων* XI^{41}, *σαλαμεινοσ* VII^{2}, *τρισχειλιουσ* XI^{13}, *χειλιουσ* VIII^{13};

manus *secunda*: *ελευσεινοθεν* XVIII$^{27, 28, 33, 37, 45}$, *μετακεινειν* XIII^{13}, *πολειτιασ* XIV^{1} XVI^{26}, *πολειτιαν* XIII^{3}, *πολειτικων* XIII^{12}, *πολειτων* XVII^{2};

manus *tertia*: *διατρειβουσιν* XXII^{2}, *ευμηλειδησ* XXIII^{36}, *κρεινουσιν* XXIII^{23}, *κρεινει* XXIII^{46}, *νεικηση* XXI^{18}, *παιδοτρειβασ* XXI^{32}, *πολειτειασ* XXI$^{5, 6}$, *πολειτων* XXIII^{38}, *προχειροτονειασ* XXIII^{5}, *σειτου* XXII^{32}, *συσσειτουσι* XXI^{39}, *σφραγειδα* XXIII^{13}, *τειμησαι* XXXVII^{1}, *τειμησισ* XXXVII^{4}, *τειμωσι* XXXVII^{1};

manus *quarta*: *οπλειτασ* XXX^{9}, *οπλειτ'* XXX^{23}.

Interpunctio est nulla; sed paragraphus (lineola transversa) hic illic praemissa est locis ubi res aliqua commemoratur perquam notabilis; vid. I^{40} II^{4} VII$^{15, 30}$ XI$^{5, 31}$ XIII^{15}. Operosius exornatum est hoc signum VIII$^{21-22}$.

Diaereseos signum vocalibus ι et υ nonnusquam impositum est; *prima* manus frequentius eo usa est quam ceterae, *secunda* tamen XVIII^{4}, *tertia* XXII$^{43\ sq.}$, *quarta* XXVIII^{38}, nisi postea his locis sit adiectum. Reperitur autem:

ϊδιον III^{31}, ϊδια III^{39} VI^{37}, ϊκετηριαισ XXII^{48}, ϊκετηριαν XXII^{44}, ϊνα VI^{15} VII^{31}, ϊοντα XII^{44}, ϊοφων VII^{5}, ϊσαγορου VIII^{41}, αρχαϊκωσ V^{33}, διϊ XXVIII^{38}, fortasse etiam προσϊοντεσ IV^{4};

ϋπαρχησ II^{7}, ϋπερ VIII^{2}, ϋπο VII^{25,36} IX^{23} XI^{16}, ϋπογραφην I^{40}, ϋποσπονδουσ VIII^{33}, προϋπαρχουσασ IX^{3}, προϋπαρχοντ´ XII^{1}, φαϋλλοσ XVIII^{4}.

Accentum spiritumve indicari non solere, vix est quod observemus; sed id notatu dignum est, uno et altero tamen loco superscripta reperiri prosodiaca signa; nempe III^{9} εκμαρτυρῶν, XII^{3} ἅ, XXIX^{46} αὐτου, XIII^{11} ἡγῶνται [1]). Fortasse etiam III^{26} verbum νομοφυλακειν circumflexum habet, et IV^{29} videtur scriptum esse δῆμον, hoc igitur vitiose. Ea autem quae certa sunt cur sint addita facile intelligitur; nempe εκμαρτυρων etiam ἐκ μαρτύρων poterat accipi, σ´γραψεινααν XII^{3} poterat legi συγγραψε ινα αν, αυτου essetne αὑτοῦ an αὐτοῦ interpretandum dubitari poterat, ηγωνται litterae quid significarent ne parum perspicerent lectores metus erat propter litteras vicinas ηανηγωνται: etiam ἣ ἀνῆγ᾽ ὧν etc. poterat inde efficere lector paullo obtusioris mentis.

Numeralia [2]) suis litteris designata sunt his locis:

a manu *prima*: $\bar{\gamma}$ IX^{25}, $\bar{\delta}$ III^{20} IX^{3}, $\bar{\nu}$ X^{15}.

a manu *secunda*: $\bar{\delta}$ (= τετράδι) XIII^{43}.

a manu *tertia*: $\bar{\varsigma}$ XXII^{20} XXIII^{30}, $\bar{\lambda}$ XXII^{20,21}, $\bar{\nu}$ XXII^{17}, $\bar{\varphi}$ XXII^{17}, }α (δραχμὴν μίαν) XXI^{35}.

a manu *quarta*: $\bar{\beta}$ XXV^{43}, $\bar{\varepsilon}$ XXV^{21} XXVI^{21,29,31,48} XXX^{20}, $\bar{\vartheta}$ XXV$^{15,[25]}$ XXVII^{31} XXIX^{46} XXX^{38}, $\bar{\lambda}$ XXX^{44}, $\bar{\iota}$ XXV^{9} XXVI^{25}, $\bar{\varphi}$ XXVII^{51}, } (δραχμῶν) XXVI^{54} (vid. etiam XXVII^{23}).

Notae satis multae adhibitae sunt, a *prima* praesertim *quarta*que manibus. Vix huc pertinet ductus ʖ, quo diphthongus αι praecedente τ designari solet in verborum exitu [3]) itemque a manibus *tertia* et *quarta* in coniunctione καί [4]); nam non vera haec est nota, sed colligatae

---

[1]) Vid. Tab. III infr.

[2]) Vid. Tab. III infr. et II infr.

[3]) Vid. Tab. III supr.

[4]) Vid. Tab. II supr.

negligentiusque scriptae sunt litterae *α* et *ι*, multis autem locis dubium est possintne etiam distingui alpha et iota an ita confluxerint ut unum novumque signum efficiant.

Ceterarum notarum tria constitui possunt genera.

Ad primum referenda sunt signa tachygraphica, quae mera lineola totum verbum repraesentant: / = *ἐστί*, // = *εἰσί*, ⟍ = *εἶναι* [1]). Uno loco IX[8] signum occurrit insolitum, quo significari accusativum *αὐτήν* contextus docet [2]); est syllabae *αυ* nota tachygraphica [3]), neglecta igitur pronominis syllaba finali [4]).

Alterum genus eas voces complectitur, quarum prima tantum littera scribitur. Ita in hoc opere indicari solent praepositiones *σύν* , *περί διά κατά παρά μετά ἀνά ὑπό ὑπέρ* [5]), particulae prae ceteris usitatae *καί μέν δέ γάρ οὖν περ* [6]), articuli casus *τῶν τήν τῆς* [7]); quae omnia simplicissima ratione decurtantur, addita nimirum supra primam litteram lineola inclinata, quae accentui acuto aut gravi est similis; unam figuram *τῆς* angulosa vel incurvata lineola indicat [8]). Ita igitur ortae sunt notae *σ́ π́ δ̀ κ̀ π̀ μ̀ ὰ ὺ κ́ μ́ δ̃ γ́ ό τ́ τ̀ τ*, quibus non solum ipsae hae voculae designari solent sed etiam eaedem syllabae in verbis longioribus occurrentes, e. g. *-και-* in *δικαιοσ* (*δικ́οσ*), *συν-* et *-ουν-* et *-των* in *συνοικουντων* (*σ́οικότ́*), *δε-* et *μεν-* in *δεχομενουσ* (*δ̃χομ́ουσ*). Etiam siglum, quo prima manus vocem *χρόνος* (*χρόνον* etc.) indicat, huc pertinet, etsi non prima tantum scribitur littera huius vocabuli sed inseritur secunda [9]). Denique *φη*, quod pro *φησι* legitur uno loco V[35], quin huc sit referendum dubium non videtur, licet ita exaratae sint litterae *φη* ut non appareat significari vocem decurtatam.

Tertium genus efficiunt vocabula quorum ultima syllaba decurtatur; nempe syllabae finalis prima littera superscribitur litterae praecedenti, reliquae omittuntur [10]). Sic infinitivorum in *-σθαι* excurrentium litterae *αι* solent negligi, litteram *ϑ* autem *prima* manus pingit supra litteram

---

1) Vid. Tab. II infr.

2) Vid. Tab. II infr.

3) Vid. T. W. ALLEN, *Notes on abbreviations in Greek ms.* p. 9 (tab. II, X, XI).

4) In scholiis ad Demosthenem, quae post paginam X reperiuntur, saepius adhibitum est hoc signum ad *αὐτὸν αὐτοῦ αὐτῷ αὐτῶν* significanda; vid. infra pag. 181.

5) Vid. Tab. I.

6) Vid. Tab. II.

7) Vid. ibidem.

8) Quod etiam praepositionis *ὑπέρ* nota, qua manus *tertia* semel et iterum usa est, lineolam habet recurvam, id non huius signi sed manus tertiae proprium esse docent vocabula decurtata *τροπον* XXII[11] et *απογραφασ* XXII[35], quae item arcuatam lineolam habent superscriptam.

9) Vid. Tab. II.

10) Vid. Tab. III.

sigma (σ^{ϑ}), *quarta* vero ei iuxta ponit, addita lineola quae accentui acuto est similis (σϑ΄). Maximas porro partes in huiusmodi notis agunt litterae ο et ω; illam manus *prima* ad syllabas -ος -οι -ου -ον -οις -ους indicandas usurpat, prouti fert ratio sententiae, haec modo -ων modo -ως ei significat; *quartae* vero manui littera ο superscripta semper valet -ος, ω semper -ων. Error autem ex ambiguis hisce notis nusquam potest nasci, sed talibus tantum locis reperiuntur adhibitae quibus contextus clare docet quomodo sint accipiendae. Aliae quoque syllabae finales hic illic indicatae sunt prima sua littera, in propriis praesertim aut pervulgatis nominibus; et frequenter quidem ita scribendi compendium facere solet manus *prima*, multo rarius *quarta*; *tertia* vix ullo loco huiusmodi notis usa est, *secunda* nullo. Sic $βου^{λ}$ exempli gratia significat βουλή βουλήν βουλῆς βουλῇ, pro φυλήν et φυλῆς ponitur $φυ^{λ}$, $μα^{χ}$ alicubi legendum est μάχην, alibi vero notam $σ'μα^{χ}$ librarius accipi voluit συμμαχίαν. Quanta autem fuerit his in rebus libertas optime docet Themistoclis nomen, cuius nominativum et $θεμιστο^{κ}$ scripsit manus prima et $θεμιστοκ^{λ}$ et $θεμιστοκλ^{η}$.

Inter haec quae recensuimus signa multa aliunde sunt cognita. Sic vocis χρόνος notam quis est quin primo statim adspectu agnoscat; nec minus pervulgata sunt $βασι^{λ}$ et $φ^{η}$ et κ५ aliaque eiusmodi. Quaedam simpliciorem exhibent figuram, unde postea accedentibus spiritu et accentu aliasve ob causas excrevit forma magis perplexa in medii aevi codicibus obvia; hoc praesertim valet de signis quibus ἐστί et εἶναι exprimuntur. Alia discrepant quidem a notis, quas codices litteris minusculis scripti exhibent, sed ita discrepant ut eadem tamen esse appareat et causa discriminis indicari posse videatur. Nempe lineolae quas praebet noster papyrus, accentibus acuto et gravi simillimae, parum aptae erant si accentibus vocabula essent insignienda; tunc igitur eiusmodi ductus submissos potius esse vocabulis verisimile est. Hinc in participiorum exitu -μενος et similia postea scribebantur $-μ/^{ο}$ etc. et ex οὖν factum est ὃ, quae in nostro manuscripto indicantur notis μ΄ος et ὁ. Eandem rationem intercedere inter papyri notam ⊿΄ = διά et codicum notam pervulgatam ⊿ non temeraria est suspicio. Sed haec hactenus. Agnitu omnium facillima est nota syllabae -ης, quae licet locis plerisque currente calamo negligentius sit perscripta, ita ut sinuosam tantum lineolam efficiat, suam tamen figuram servavit quo uno loco manus tertia eam adhibuit, XXII², consimilis ibi notae qua

repraesentari solet in scriptura minuscula [1]). Etiam nota syllabae -ην non videtur diversa ab ea qua librarii medii aevi utebantur, licet sit dissimilis; nam id quod huic est proprium, uncus superne inclinatus, apparet etiam uno et altero loco in quarta nostri papyri manu (XXVI^{23} et XXVII^{7}). Denique praepositionis *παρά* nota *π̓* etiam postea in usu fuit [2]).

Haec postquam exposuimus, superest ut omnes locos, ubi singulae hae notae occurrunt, indicemus. En igitur catalogum.

1. Verbum *εἶναι*.

ἐστί] signo / paucis locis indicavit manus *prima*, multis manus *quarta*;
prima: II^{26} VII^{30} XI$^{43, 45}$;
quarta: XXV$^{6, 24, 37, 44, 54, 58}$ XXVI$^{6, 10, 15, 18, 19}$ XXVII$^{20, 21, 33, 39, 43, 54, 55}$ XXVIII$^{3, 9, 12, 49, 55}$ XXX$^{1, 2, 3, 6, 14}$.

εἰσί] signo // indicavit manus *quarta* XXV$^{5, 9}$ XXVI^{49} XXVII$^{1, 11 bis, 20, 26, 48}$ XXVIII$^{41 bis, 42, 43}$ XXIX$^{7, 36, 52}$ XXX$^{17, 21, 39, 45}$.

εἶναι] signo ⟍ repraesentant manus *prima* et *quarta*;
prima: II^{38} (III^{5}?) IV^{7} VI$^{10, 31}$ VII^{1} VIII^{27} IX$^{30, 34, 42}$ XI^{1} XII$^{3, 9, 12, 30}$,
quarta: XXVI$^{1, 7, 46}$ XXVII^{19} XXX^{46}.

2. Praepositiones.

συν-] frequenter manus *prima*, nonnumquam *quarta* initio verborum designat nota σ́, item VIII^{21}, quo uno loco ipsam praepositionem cum casu suo iunctam adhibuit scriptor. Scripsit manus *prima*: σ́αθροισθεισησ XI^{7}, σ́αθροισθεντοσ VIII^{30}, σ́αιτιου XI^{3}, σ́εξαμαρτανον IX^{21}, σ́αμφω

---

[1]) Vid. Tab. III (-εωσ).

[2]) Vid. Allen *Abbreviations* p. 22 (Tab. VII). — Praepositiones *παρά* et *περί*, quae alias ob causas permisceri solent, quam facile etiam in nostro papyro potuerint confundi (π́ et π̓), nemo non videt.

III$^{5, 11}$, σ'αρμοσασ IV^{36}, σ'αρπαζειν XI^{4}, σ'βηναι VI^{22} XI^{43}, σ'βουλευοντ' IX^{28}, σ'βουλευωσι XII^{11}, σ'βουλευσαντοσ XI^{26}, σ'βουλωι IX^{42}, σ'γενων IX^{20}, σ'γνωμονικοσ VI^{13}, σ'γραψουσι XII^{3}, σ'γραψειν XII^{3}, σ'εβαινεν IV^{8} VI^{18} VII^{37} X^{11} XI$^{7, 18}$, σ'εβεβηκει V^{10}, σ'εβαλλετο VIII^{9}, σ'εγραψαν XII^{22}, σ'εβη I^{3} II^{28} VI^{30} VII$^{15, 19}$ IX$^{12, 39}$ XI$^{19, 20}$, σ'εβουλευεν X^{3}, σ'εθισθεισ XI^{22}, σ'ειδοτασ VII^{33}, σ'εμαχεσαντο VII^{8}, σ'εξηλθον VIII^{2}, σ'επεσε(ν) VIII^{17} XI^{10}, σ'επεισε(ν) V^{20} VIII^{26}, σ'επριαντο II^{31}, σ'εστωσησ II^{25} (?), σ'εστησαντο X^{16}, σ'εταξεν IX^{2}, σ'εχωσ XI^{40}, σ'θηκασ XII^{19}, σ'ηλθον I^{34}, σ'ισταμ'ονσ III^{29} XI^{5}, σ'καθιστηι VI^{41}, σ'ληφθεισ VII^{26}, σ'μαχιαν IX^{44}, σ'μα^{χ} XI^{46}, σ'μαχ^{ω} X^{12}, σ'μαχοισ X^{7}, σ'μιξισ I^{30}, σ'ομολογουσι II^{38}, σ'οδον II^{8}, σ'πολεμησειν XI^{48}, σ'προθυμουμ'ων V^{44}, σ'παντα VIII^{21}, σ'χωρων XI^{45}, σ'φοραν VIII^{3}, σ'ωικισε V^{41};

quarta: σ'λεγεται XXIX^{51}, σ'λεξασ XXX^{2}, σ'κεχωρημ'α XXV^{18}, σ'επιμελειτ'η XXVI^{14}, σ'ηγορουσ XXVII^{25}, σ'οικότ' XXVIII ^{42}.

περί] nota π' indicat manus *prima* I^{35} etc., item in compositis π'εγενετο IX^{28}, π'ελαυνομ'οσ V^{32}, π'ειλε XI^{2}, π'κλε^{ο} XI^{19}, π'κλεουσ XI$^{18, 30, 35}$, π'κλει XI^{27}, π'κλησ XI$^{23, 26, 30, 34}$, π'ζωσαμ'οσ XI^{36}, π'λαβειν III^{40};

quarta manus habet π' XXV^{40} XXVII^{15}, π'αιρειται XXIX^{18}.

Eadem nota manus *prima* semel et iterum expressit particulam περ, nempe VIII^{9} X^{11}, item in compositis οπ' XI^{45}, καθαπ' III$^{11, 20}$, κ'π' VIII^{9} X^{23}.

διά] nota δ' refert manus *prima* I^{16} etc., item in compositis δ'βεβλημ'ονσ IX^{44}, δ'λιποντεσ IX^{17}, δ'λλαττων VI^{20}, δ'μενει III^{15}, δ'νεμεσ^{θ} IV^{21}, δ'φερομ'οι IX^{43}, δ'φερομ'ονσ VI^{20}, δ'φοραν XI^{46};

quarta manus composita haec habet: δ'κληρουσι XXVI^{24}, δ'λυσαι XXVII^{2}, δ'ταττουσι XXX^{9}, δ'τιθησι XXIX^{23}, δ'ψηφιζεσθ' XXVIII^{9}.

κατά] nota κ' repraesentant manus *prima* et *quarta*, I^{10} etc. XXV^{6} etc., item in compositis:

prima: κ'βαντασ X^{4}, κ'βαντεσ VII^{23}, κ'βαινοντεσ VI^{21}, κ'δειξαντοσ XI^{29}, κ'κλεισασ VIII^{15}, κ'κλισθεισ XI^{22}, κ'λογον XI^{12}, κ'λυειν VII^{42} VIII^{29} XI^{44}, κ'λυθεισησ XI^{32}, κ'λυθηναι XI^{4}, κ'λυσει III^{29} XI^{5}, κ'λυσιν V^{17} VIII^{41}, κ'πλαγεισ XI^{6}, κ'σιωπωντεσ V^{26}, κ'στασιν IV^{10} V^{31} IX^{14}, κ'στησαι XI^{47}, κ'σχησειν X^{6}, κ'σχοντεσ VIII$^{20, 34}$;

quarta: κ̀ βαλει XXVI^{25}, κ̀ βαλλειν XXV$^{17, 36}$, κ̀ βαλλομ΄α XXV^{33}, κ̀ βαλλετ῾ XXV^{25}, κ̀ βαλλουσιν XXV^{22}, κ̀ βεβηκεν XXVI^{1}, κ̀ βολην XXV$^{19, 35}$, κ̀ βολασ XXV^{27}, κ̀ β[ληθεντα] XXV^{30}, κ̀ γινωισκουσι XXVII^{28}, κ̀ γνοιη XXIX^{55}, κ̀ γνουσα XXV^{3}, κ̀ γνωι XXV^{50}, κ̀ γνωσεισ XXIX^{40}, κ̀ γνωσιν XXVII$^{29, 30}$, κ̀ κυρουσιν XXV^{14}, κ̀ λεγει XXX^{13}, κ̀ λεγουσιν XXV^{39} XXVI^{3}, κ̀ λελυτ῾ XXX^{1}, κ̀ λογεισ XXVI^{3}, κ̀ πλεοντοσ XXVI^{40}, κ̀ ξειεν XXIX^{54}, κ̀ σεσημασμ΄α XXVI^{6}, κ̀ σκευην XXVIII^{37}, κ̀ σημηναμ΄οι XXVII^{6}, κ̀ στασιν XXVIII^{45}, κ̀ χαριζεσθαι XXVI^{18}, κ̀ χειροτονιας XXIX^{34}.

παρά] in manibus *prima* et *quarta* est π̀, V^{20} etc. XXVII^{10} etc.; etiam in compositis hac nota repraesentat manus

prima: π̀ δουναι XII^{13}, π̀ βωσι II^{42}, π̀ νομοιεν XI^{44}, π̀ νομουσαισ XI^{45}, π̀ νομων XII^{10}, π[`τη]ρουντεσ VII^{20}, π̀ χρημα VII^{28}, π̀ χωρησαντ΄ I^{20};

quarta: π̀ δειγματα XXVI^{12}, π̀ διδοασιν XXV^{17} XXVII^{2}, π̀ διδωσι(ν) XXV$^{3, 28, 50}$, π̀ δωσοντασ XXVI^{46}, π̀ καθητ῾ XXVII^{34}, π̀ λαβοντεσ XXV^{32} XXVI^{5} XXVII$^{2-8}$, π̀ λαβων XXVIII^{24}, π̀ λαβωσιν XXV^{53}, π̀ πλησιωσ XXX^{50}, π̀ σχητ῾ XXVIII^{5}, π̀ τιθενται XXX^{41}, προσπ̀ γινεσθ΄ XXX^{51}.

μετά] manus *prima* scribit μ̀ I^{3} etc., etiam in compositis μ̀ βολην V^{11}, μ̀ βολασ VI^{11}, μ̀ πεμπομ΄οσ VII^{14}, μ̀ σχωσι VIII^{43}.

ἀνά] manus *quarta* scribit ὰ in compositis ὰ βαντεσ XXVIII^{13}, ὰ βηναι XXX^{3}, ὰ γεγραμμ΄α XXV^{27}, ὰ γνωναι XXVII^{39}, ὰ γνωσομ΄ον XXVII^{38}, ὰ γραφετ῾ XXVII$^{36, 47}$, ὰ γραφοντ῾ XXVII^{15}, ὰ γραφουσι(ν) XXV$^{17, 19}$, ὰ γραψαντεσ XXV^{15}, ὰ γραψασ XXV^{24}.

ὑπό] manus *quarta* scribit ὺ XXVI$^{19, 30}$ XXVII^{20} XXVIII^{24} XXIX^{40}, item in composito ὺ ζυγιων XXVI^{52}.

ὑπέρ] manus *tertia* scribit ὺ XXI^{24} (XXII^{44}) XXIII^{22}.

πρός] non decurtatur nisi uno loco a manu *quarta*, π^{ρ}τετακτ῾ XXVI^{39}.

3. Coniunctiones.

καί] passim scribunt κ΄ manus *prima* et *quarta*, I^{5} etc. XXV^{10} etc.; etiam in longioribus vocabulis syllabam και nonnunquam ita repraesentat manus

prima: κ'ρουσ VI^{38} IX$^{39, 41}$ XI^{10}, κ'π' VIII^{9} X^{28}, κ'περ IX^{43}, αναγκ'ης IV^{33}, δικ'οσ XI^{1}, δικ'οσυνηι IX^{42},

quarta: αναγκ'ον XXV^{44}, δικ'ωσ XXVIII^{14}, πυρκ'ασ XXIX^{9}, et aliam notam adhibens αναγκʖον XXVII^{17}, δικʖοισ XXVI^{38}.

Manus *tertia* scribere solet κʖ, XXII$^{13\,bis}$ etc.; uno tamen loco XXIII^{41} usa est signo κ'. In media voce notam haec manus adhibuit αναγκʖον XXIII^{14}.

μέν] scribitur μ' a manibus *prima* et *quarta*, I^{10} etc. XXV^{5} etc.; eadem nota usurpatur in vocibus θηραμ'ουσ XI^{43} et κλεομ'ην VIII$^{13, 26, 31, 32}$, et in participiis quae in -μενος etc. excurrunt, quorum permagna copia sic scripta reperitur, ita ut omnium longe vulgatissimum sit hoc compendium [1]).

---

[1]) Legitur: αγωνιζομ'οσ XXIX^{13}, απεχθανομ'οσ XI^{45}, απομιμησαμ'οσ V^{36}, αποφαινομ'οσ IV^{18}, βιαζομ'οσ IV^{20}, βουλομ'οσ III^{5} VIII^{43} IX^{21} XI^{4} XXVI^{51}, γενομ'οσ X^{24}, δανισαμ'οσ XXVI^{50}, δ'χομ'οσ VII^{21}, δυναμ'οσ XI^{45}, εξαραμ'οσ V^{26}, επαγγειλαμ'οσ VII^{34}, επιγραφομ'οσ XXV^{49}, επικηρυκευσαμ'οσ V^{32}, επιλειπομ'οσ VIII^{25} XI^{26}, εποpεξαμ'οσ IV^{16}, ευρισκομ'οσ XII^{45}, ηττημ'οσ VIII^{23}, κε[κτη]μ'οσ XXX^{1}, κρινομ'οσ XI^{29}, λεγομ'οσ VII^{28}, μεθιδρυσομ'οσ VII^{40}, μ'πεμπομ'οσ VII^{14}, μισθωσαμ'οσ V^{43}, π'ζωσαμ'οσ XI^{37}, παρελομ'οσ VI^{1}, πλαττομ'οσ VII^{33}, ποιησαμ'οσ VI^{4}, προσκαλεσαμ'οσ VI^{34}, προσορμισαμ'οσ XXIX^{16}, σπασαμ'οσ VII^{36}, υποσχομ'οσ XI^{38}, χρηματισαμ'οσ V^{42},

α'γνωσομ'ον XXVII^{38}, γιγνομ'ον XXX^{2}, εξομνυμ'ον XXVI^{10}, επιγεγραμμ'ον XXX^{49}, επιτιθεμ'ον V^{25}, εργαζομ'ον VI^{24}, ερωμ'ον VII^{1}, ηγηνομ'ον XXX^{22}, καλουμ'ον I^{29} VIII^{16} XXVII^{33}, κειμ'ον III^{7}, λελευκωμ'ον XXV^{48}, στοχαζομ'ον IX^{13}, υποποιησαμ'ον II^{34},

αυξανομ'ου X^{23}, ισταμ'ου XXX^{34}, ναυπηγουμ'ου IX^{31}, προσκαθημ'ου VIII^{17},

αδικουμ'ωι II^{11}, βουλομ'ωι III^{35} XI$^{25, 26}$ XII^{4} XXVIII^{41}, γενομ'ωι VIII^{13},

ανακαλεσαμ'η III^{19}, αυξανομ'η IX^{35}, ελομ'η XXV^{1}, τεταγμ'η III^{22}, υποφερομ'η X^{23},

γεγραμμ'ην XXVII^{6}, γενομ'ην XI^{46},

γενομ'ησ XXVIII^{34}, γινομ'ησ XI^{12}, ειρημ'ησ XII^{32}, εργαζομ'ησ VI^{18}, ερριζωμ'ησ V^{30}, τεταραγμ'ησ V^{2},

αρξαμ'οι XXX^{34}, αφηιρημ'οι V^{16}, βουλομ'οι II^{30} VII^{23} XI^{40}, δανισαμ'οι II^{30}, δ'φερομ'οι IX^{43}, διεσπαρμ'οι VI^{16}, εκκομισαμ'οι VIII^{19}, ενγραφομ'οι XXVII^{12}, καλουμ'οι XI^{17} XXVII^{48}, κ'σημηναμ'οι XXVII^{6}, κεκληρωμ'οι XXV^{32}, λογιζομ'οι XXVII^{27}, ποιησαμ'οι VIII^{18}, χρωμ'οι IX^{22},

αθροιζομ'ουσ XI^{6}, απαγομ'ουσ XXVI^{42}, απεψηφισμ'ουσ XXIX^{40}, απογιγνομ'ουσ XXVI^{28}, βουλομ'ουσ IX^{1}, δ'χομ'ουσ II^{4}, δ'βεβλημ'ουσ IX^{44}, δ'φερομ'ουσ VI^{20}, δυναμ'ουσ III^{6}, ενηνεγμ'ουσ XXVIII^{24}, εξομνυμ'ουσ XXVI^{7}, επιμελησομ'ουσ XXVI^{42}, καλουμ'ουσ V^{22} XXVII^{40}, κατειλεγμ'ουσ XXVI^{8}, κεκτημ'ουσ I^{44} XXVI^{16} XXIX^{52}, κληρωσομ'ουσ XI^{15}, λογιουμ'ουσ XXV^{42}, σ'ισταμ'ουσ III^{29} XI^{5}, πεπηρωμ'ουσ XXVI^{16}, χρωμ'ουσ XI^{43}, ωστρακισμ'ουσ IX^{33},

αδικουμ'ων III^{35}, αντικαθημ'ων II^{14}, βουλομ'ων IV^{22}, γιγνομ'ων VI^{19} XXIX^{17}, γινομ'ων III^{41} VII^{41} IX^{12}, δανεισαμ'ων IX^{31}, διωικημ'ων XI^{2}, εγγεγραμμ'ων XXVI^{7}, ειρημ'ων XXVII^{48}, επαινουμ'ων VI^{31}, εφισταμ'ων XI^{12}, ηθροισμ'ων X^{3}, ηιρημ'ων XXV^{11}, κληρουμ'ων XI^{28}, πολιτευσαμ'ων XI^{41}, προκειμ'ων XII^{11}, σ'προθυμουμ'ων V^{44}, τιμωμ'ων XI^{12},

λελευκωμ'οισ XXV^{24}, οστρακιζομ'οισ IX^{34}, στρατευομ'οισ X^{5}, χρηστηριαζομ'οισ VIII^{8},

γιγνομ'αι XXIX^{26}, κληρουμ'αι XXX$^{26\,bis}$, νενεμημ'αι III^{21},

γινομ'ασ III^{23},

εμβεβλημ'αισ XXVII^{10},

α'γεγραμμ'α XXV^{27}, απογραφομ'α XXVI^{45}, γεγραμμ'α IV^{7}, γενομ'α XXVII^{33}, δεομ'α XXVI^{21}, διοικουμ'α XXVI^{19}, κ'βαλλομ'α XXV^{33}, κ'σεσημασμ'α XXVI^{6}, λεγομ'α XII^{9}, λελευκωμ'α XXV^{16} XXVII^{13}, πεπραμ'α XXV$^{13\,bis,\,15}$, σ'κεχωρημ'α XXV^{13}.

δέ] manus *prima* et *quarta* scribunt *δ'*, I^{3} etc. XXV^{1} etc.; etiam in longioribus vocabulis:

prima: *δ'δωκε* VII^{35}, *δ'κα* III^{15} IV^{6} VIII^{42} IX$^{4 bis, 5, 12}$ X^{21} XII$^{2, 27}$, *δ'κατ̀* VI$^{19, 25}$, *δ'ξιαν* VII$^{34, 35}$, *δ'ον* XII^{35}, *δ'οντα* VI^{44}, *δ'χομ'ουσ* II^{4}, [*δ*]*'χομ'οσ* VII^{21},

διεδ'χοντο XI^{40}, *δωδ'κατωι* IX^{17}, *δωδ'κα* III^{22} IX$^{[2], 3}$, *εδ'χοντο* V^{38}, *ενδ'κατωι* V^{43}, *ενδ'χετ'* VII^{2}, *ουδ'μιαν* VI^{32}, *τοιουδ'* XII^{1},

quarta: *δ'δεσθαι* XXV^{36} XXX^{47}, *δ'κα* XXVI^{34} XXVII^{25}, *δ'διαιτηκωσ* XXVII^{14}, *δ'πι* XXVIII^{14} XXX$^{11, 12}$, *δ'πιμελητασ* XXVI^{38}, *δ'πιμελότ'* XXVI^{35}, *δ'πωλει* XXIX^{53}, *δ'χονται* XXV^{37},

αποδ'κται XXV^{31}, *αποδ'κτ'* XXVI^{53}, *ουδ'* XXVII^{43}, *τασδ'* XXVII^{24}.

γάρ] scribitur *γ'* manibus *prima* et *quarta*, I^{4} etc. XXV^{5} etc.

οὖν] manus *prima* et *quarta* scribunt *ό*, I^{10} etc. XXV^{27} etc.; etiam longiorum vocum syllabam *ουν* ita indicat manus

prima: *αξιό* V^{28}, *δημαγωγότεσ* XI^{31}, *εγεωργό* V^{18},

quarta: *αδικότα* XXV^{40}, *ατακτότα* XXX^{17}, *εδοκό* XXVI^{13}, *επιμελόται* XXVI$^{32, 35}$ XXX^{12}, *επωλό* XXX^{26}, *εχειροτονό* XXVII^{35}, *ηγόται* XXX^{20}, *κληρότ'* XXVI$^{19, 29}$, *παρανοότα* XXVIII^{44}, *ποιότ'* XXIX^{50}, *πωλότεσ* XXVI^{32}, *σ'οικότ'* XXVIII^{42}, *χορηγότα* XXVIII^{31}.

4. Articulus.

τῶν] manus *prima* et *quarta* indicant nota *τ'*, I^{7} etc. XXV^{10} etc. — Idem signum reperitur in *αριστογειτ'* VII^{26}, *μονοχιτ'* XI^{6}, et passim in longiorum genitivorum exitu [1]).

[1]) *αγωνιστ'* XXX^{5}, *ακοντ'* IX^{40}, *αντιστασιωτ'* V^{20}, *απαντ'* VI^{27} XII$^{4, 28}$ XXVIII^{54} XXX$^{9, 20}$, *αποδεκτ'* XXVI^{20}, *αρεοπαγ(ε)ιτ'* I^{36} III^{26} X^{22} XI$^{1, 4, 7, 9, 20}$, *αρχηγετ'* IX^{11}, *αρχοντ'* III^{18} XI$^{14, 15}$ XII^{16} XXVII^{11} XXX^{25}, *αυτ'* III^{30} IV^{23} V$^{5, 14}$ VII^{43} XI$^{8, 10, 15, 27}$ XII^{22} XXV^{42} XXVIII^{10} XXX$^{14, 21}$, *βουλευτ'* II^{8}, *βουλευοντ'* XII$^{39, 44}$, *γεγονοτ'* XII^{2}, *δεδωκοτ'* XXV^{46}, *δεσμωτ'* X^{20}, *δεσποτ'* IV^{35}, *δημοτ'* IX^{24} XI^{24} XXIX^{40}, *διαιτητ'* XXVIII^{44}, *δικαστ'* XXX^{41}, *δουλευοντ'* IV^{28}, *εαυτ'* VII^{32} VIII^{18}, *ελευθερωθεντ'* IV^{28}, *εξαπορησαντ'* IX^{37}, *εξιοντ'* XI^{13}, *εορτ'* XXVIII^{39}, *επιμελητ'* XXVIII^{35}, *ετ'* IV^{6}, *εχοντ'* V^{45} XI^{40}, *ζευγιτ'* III^{1} XI^{15}, *θαυμασαντ'* XI^{6}, *κηρυξαντ'* IX^{37}, *κοινωνουντ'* V^{17} VII^{22}, *κτισαντ'* IX^{10}, *κυρωθεντ'* XII^{22}, *λαχοντ'* XXX^{40}, *λεγοντ'* XI^{37}, *ληφθεντ'* VIII^{18}, *οντ'* VIII^{9}, *οπλειτ'* XXX$^{10, 23}$, *παντ'* VI^{31} VII^{15} IX^{6} XI^{6} XXVI$^{30, 32}$ XXVIII^{22}, *πολιτ'* III^{31} XI^{18}, *πραγματ'* II^{25} VII^{10}, *προκριθεντ'* IX^{23}, *προκριτ'* III^{14} XII^{29}, *προϋπαρχοντ'* XII^{2}, *πρωτ'* II^{19} XXX^{27}, *σ'βουλευοντ'* IX^{23}, *σ'οικότ'* XXVIII^{42}, *συμπεισθεντ'* XI^{48}, *τιμηματ'* III^{16}, *τουτ'* I$^{15, 22}$ III^{16} IV^{29} V$^{1, 22, 25}$ VI^{25} IX^{12} XII$^{7, 11, 22, 25, 32, 40}$ XXV^{24} XXVI^{21} XXVII^{44} XXVIII$^{5, 39, 52}$ XXX^{21}, *τυχοντ'* XI^{28}, *φασκοντ'* VI^{5}, *φευγοντ'* XXV^{14}, *φυλετ'* XXX^{19}, *χρηματ'* VIII^{7} X^{3} XII$^{26, 28, 35}$.

τήν] manus *prima* et *quarta* reddunt nota *τ̀*, I^{10} etc. XXV^{19} etc.; notabilis est eius forma XXVI^{23} et XXVII^{7}. Etiam in vocabulorum exitu ita scribitur syllaba *-την*:

αυλητ̀ XXX^{32}, *αυτ̀* III^{19} IV^{11} V^{4} XXVI^{23}, *δ'κατ̀* VI$^{19, 26}$, *εκαστ̀* III$^{16, 22}$ IX^{5} XI^{25} XII$^{33, 40}$ XXV$^{17, 19, 48}$ XXX^{15}, *εφιαλτ̀* XI^{4}, *ζευγιτ̀* II^{45}, *ιδιωτ̀* XXV^{40}, *πρωτ̀* V^{31}, *ταυτ̀* I^{40} II$^{6, 36, 38}$ V^{2} VIII^{3} IX$^{14, 38}$ XI^{26} XXV^{51}, *τελευτ̀* VIII^{20}.

τῆς] manus *prima* et *quarta* scribunt *τ'*, I^{6} etc. XXV^{5} etc.; etiam *tertia* manus hac nota usa est uno loco XXII^{2}.

Syllaba finalis *-τησ* ita denotata est in vocibus *αμπρακιωτ'* VII^{8}, *αντιστασιωτ'* XI^{33}, *αυτ'* IX^{38} XII^{37}, *γαμετ'* II^{2} VII^{5}, *εκαστ'* III$^{21, 25}$ IX$^{2, 16}$ XII^{20} XXV^{45} XXIX^{48} XXX^{35}, *εισηγητ'* XI^{27}, *εφιαλτ'* X^{24} XI$^{5, 6, 7, 8, 34}$, *εναт'* XXV$^{19, 28}$, *θαλαττ'* IX^{40}, *καλλικρατ'* XI^{38}, *πρεσβυτ'* V^{27}, *προστατ'* I^{9} VI^{39} VIII^{35} IX^{22} X^{24} XI^{32}, *ταυτ'* I^{6} IV^{45} V^{9} XXV^{26}, *τοιαυτ'* II^{12} VI^{21}, *υβριστ'* VII^{15}.

5. Vocabulum *χρόνος*.

χρόνος] huius vocabuli casus quoslibet indicat manus *prima* signo $\overset{\rho}{\chi}$; id *χρόνον* valet I^{4} II^{14} V^{39} VI^{35} VII^{26} IX^{39} XI^{8} XII^{32}, *χρόνου* I^{41} IV^{30}, *χρόνων* V^{5}, *χρόνοις* I^{21} XI$^{12, 31}$.

6. Syllabae finales.

-σθαι] hunc infinitivorum terminum manus *prima* scribere solet *-σ^{θ}*, manus *quarta* *-σθ'*.

Prima dedit: *αιρεισ^{θ}* XII^{29}, *αναστησασ^{θ}* V^{48}, *αναμισγεσ^{θ}* IX^{4}, *ανειεσ^{θ}* XI^{9}, *αναλισκεσ^{θ}* XI^{18}, *αντιλαμβανεσ^{θ}* X^{4}, *απεχθανεσ^{θ}* IV^{5}, *απολλυσ^{θ}* XI^{13}, *βουλεσ^{θ}* V^{40}, *γινεσ^{θ}* I^{16} III^{38} VI^{18}, *γενεσ^{θ}* I^{18} II^{34} VI^{30} IX^{36} XI$^{20, 28}$, *δ'νεμεσ^{θ}* IV^{21} (?), *διανειμασ^{θ}* IX^{29}, *δυνασ^{θ}* III^{40}, *ελεσ^{θ}* V^{6} XII$^{1, 19}$, *εξηγεισ^{θ}* IV^{7}, *επιμελεισ^{θ}* VI^{17}, *[επι]μελησεσ^{θ}* VI^{10}, *εσεσ^{θ}* X^{5}, *ευθυνεσ^{θ}* III^{29}, *θρασυνεσ^{θ}* XI^{41}, *κληρουσ^{θ}* III^{13} XII^{40}, *κομισασ^{θ}* IX^{31}, *κρινεσ^{θ}* XI^{4}, *ποιησασ^{θ}* VII^{43}, *πολιτευεσ^{θ}* XI^{45}, *προκρινεσ^{θ}* XI^{15}, *συγγινεσ^{θ}* V^{40}, *τιθεσ^{θ}* XII^{19}, *τρεφεσ^{θ}* X^{12}, *χρηματιζεσ^{θ}* XII^{44}, *χρησ^{θ}* IX^{13}, *..εσ^{θ}* VI^{24},

quarta: ατιμουσθ' XXVII[21], δ'ψηφιζεσθ' XXVIII[9], δυνασθ' XXVI[9,16], ειργεσθ' XXIX[7], εμβαλεσθ' XXV[47], επιμελεισθ' XXVI[30, 39], εργαζεσθ' XXVI[16, 51], καθησθ' XXV[45], ληψεσθ' XXVIII[14], πληρωθησεσθ' XXX[44], προσπ'γινεσθ' XXX[51], στρατευεσθ' XXVII[23], χρησθ' XXVII[10].

-ται] hanc syllabam finalem manus *prima* et *quarta* solent scribere -τ'. Ita exaravit

prima: αδικειτ' II[11], αιρωντ' XII[4], αναλισκητ' XII[36], αναλογιζητ' VII[2], βουλευσωντ' XII[7], γινετ' III[36], δεωντ' XII[38],

δικαστ' XI[17], δυνωντ' XII[36], ειρητ' II[12], ενδ'χετ' VII[2], επιγεγραπτ' III[8], ερητ' III[12], ζευγιτ' XI[16], ηγωντ' XII[3],

λεγετ' V[23], καλειτ' V[41], ληψετ' V[38], μεμνητ' II[38] IV[15], οιοντ' III[39], οπλειτ' X[17], τοξοτ' X[18], χρησετ' IX[29];

quarta: αθλοθετ' XXX[5], α'γραφετ' XXVII[36, 47], α'γραφοντ' XXVII[15], αντιγραφετ' XXVII[34], αποδ'κτ' XXVI[53], αποκειτ' XXV[31], απολογειτ' XXIX[20], αποστελλοντ' XXX[35], αποφαινοντ' XXVIII[18], αποτινετ' XXVII[29, 30, 31], βουλετ' XXVIII[6], βουλητ' XXVIII[18], γενητ' XXVII[18], γεγραπτ' XXV[35], γινετ' XXX[21], γινητ' XXX[10], διαιτητ' XXVII[10], δικαστ' XXVII[28] XXX[46], δοκιμαζοντ' XXVII[51], δυνωντ' XXVII[2], εμβαλλετ' XXX[40], εμβαλλοντ' XXX[42], ενδεικνυτ' XXX[45], επιμελοντ' XXVI[25], επιμελότ' XXVI[32, 35] επιμελειτ' XXVIII[39] XXX[23], επισκευαστ' XXVI[20], εστ' XXVI[35], θεσμοθετ' XXV[53] XXVI[48] XXIX[31], ηγότ' XXX[20], κ'βαλλετ' XXV[25], κ'λελυτ' XXX[1], κληρότ' XXVI[19, 29, 31], λαγχανοντ' XXVIII[40], μισθωθησοντ' XXVI[23], π'καθητ' XXVII[34, 37], π'σχητ' XXVIII[5], προστετακτ' XXVII[24], π^ρ^τετακτ' XXVI[39], ποιότ' XXIX[50], σ'επιμελειτ' XXVI[14], χρησωντ' XXVI[33]. Item τελευτ'ον XXVII[16], et -ν' in αποδουν' XXV[22], απαλειφην' XXV[30], γεγονεν' XXVIII[32].

-οσ] multis locis manus *prima*, duobus *quarta* hanc syllabam finalem indicavit sola littera ο. Scripsit

prima: (nom.) αρμοδι^ο^ VII[25], δημαγωγ^ο^ IX[19], ηροδοτ^ο^ V[35], επιλυκ^ο^ I[32], ηγησιστρατ^ο^ VII[5], θετταλ^ο^ VII[6], ιππαρχ^ο^ I[42] VII[5, 11, 13, 21] IX[20, 22], ιππ^ο^ III[9], κυρι^ο^ III[36, 40], λογ^ο^ II[33] VII[28], λυκουργ^ο^ V[14], ξανθιππ^ο^ IX[27], πεντακοσιομεδιμν^ο^ II[9], πιστ^ο^ VII[39], π(ε)ισιστρατ^ο^ V[15, 29] VI[41] VII[6], πολεμαρχ^ο^ I[14, 23, 31] IX[16], πολεμ^ο^ XI[22], πρεσβυτερ^ο^ VII[11], πυθοδωρ^ο^ XII[5], στρατηγ^ο^ II[1] IX[19],

(neutr.) *πληθ*^{o} IX^{4} XI^{18}, *τελ*^{o} III^{13}, *γεγον*^{o} XI^{7},

(genit.) *αρχοντ*^{o} I^{41} V$^{[28,]\ 31}$ VIII^{41} IX$^{15, [17], 23, 27, 33, 45}$ XI$^{2, 17, 21}$, *αριφρον*^{o} IX^{27}, *βηματ*^{o} X[^{36}, *γραψαντ*^{o} XI^{47}, *γυναικ*^{o} I^{30} II^{2}, *δρακοντ*^{o} II^{39}, *ειποντ*^{o} XI^{18}, *ελθοντ*^{o} XI^{19}, *ερμουκρεοντ*^{o} IX^{15}, *ευδοκιμησαντ*^{o} XI^{19}, *κιμων*^{o} XI$^{19, 23, 35}$, *κομισαντ*^{o} VII^{9}, *νομισματ*^{o} III^{44}, *πραγματ*^{o} III^{7}, *σολων*^{o} I^{9} III$^{23, 30, 33}$ VII^{1} XII^{8}, *στρατηγουντ*^{o} XI^{19}, *τελευτησαντ*^{o} XI^{35}, *τυραννιδ*^{o} XI^{32}, *ψηφισματ*^{o} XI^{47}.

Cognatum est *φι*$^{\lambda}$ = *φίλος* VIII^{22}.

quarta manus habet tantum *αρχοντ*^{o} XXVII^{23}, *νομ*^{o} XXV^{6}.

Eandem autem notam manus *prima* adhibuit multis locis ad syllabas *-οι -ου -ον -οισ -ουσ* significandas; scripsit igitur:

ο = *-οι*: *διακοσι*^{o} X^{14}, *δισχιλι*^{o} X^{17}, *εξακισχιλι*^{o} X^{13}, *ιππαρχ*^{o} II^{5}, *πεντακοσι*^{o} X^{14}, *υπερορι*^{o} X^{16}, *φρουρ*^{o} X^{14}, *χιλι*^{o} X^{13}.

Sed manus *quarta*: *νο*$^{\mu}$ (= *νόμοι*) XXVII^{21}.

ο = *-ου*: *αντιδοτ*^{o} XI^{18}, *αρισταιχμ*^{o} I^{41}, *αρει*^{o} *παγ*^{o} II^{9}, *γεραιστ*^{o} IX^{34}, *δημ*^{o} X^{24}, *ηγησιστρατ*^{o} VII^{9}, *ιππαρχ*^{o} VII^{39}, *λυσιμαχ*^{o} IX$^{33, 41}$, *μεσογει*^{o} IX^{5}, *ναυκραρικ*^{o} III^{25}, *πεισιστρατ*^{o} VII^{3}, *πολιτ*^{o} XI^{45}, *φαινιππ*^{o} IX^{17}, *χωρι*^{o} VI^{24}.

ο = *-ον*: *αργυρι*^{o} IX^{29}, *αριστ*^{o} XII$^{5, 7}$, *αρμοδι*^{o} VII^{19}, *αρχαι*^{o} III^{19}, *βουκολι*^{o} I^{29}, *βωμ*^{o} XI^{6}, *δημ*^{o} XII^{1}, *διαφημισμ*^{o} V^{17}, *δικαστηρι*^{o} XII^{12}, *λαττ*^{o} XII^{18}, *επιλυκι*^{o} I^{33}, *εργ*^{o} XI^{45}, *ετυχ*^{o} X^{10}, *θανατ*^{o} VII^{39} XI$^{15, 39}$, *θερμαι*^{o} V^{41}, *θεσμοθετει*^{o} I^{33}, *θητικ*^{o} III$^{3, 13}$, *λογ*^{o} V^{34} XI^{47}, *λιψυδρι*^{o} VIII^{4}, *μεγιστ*^{o} III^{34}, *μετρι*^{o} II^{33}, *μικρ*^{o} IX^{35}, *νομ*^{o} I^{11}, *οστρακισμ*^{o} IX^{18}, *παγγαι*^{o} V^{42}, *πελαργικ*^{o} VIII^{16}, *πολεμαρχει*^{o} I^{32}, *σιστρατ*^{o} V$^{25, 34}$ VI$^{8, 26}$ VII^{1}, *πολεμ*^{o} IX^{39} X^{17}, *πρυτανει*^{o} I^{31} X^{19}, *ημει*^{o} III^{6}, *ταλαντ*^{o} IX^{30}, *χωρι*^{o} V^{41} VI^{23}.

Sed manus *quarta*: *γυμνι*$^{\kappa}$ (= *γυμνικόν*) XXX^{7}.

ο = *-οισ*: *αλλ*^{o} II^{33}.

ο = *-ουσ*: *δισμυρι*^{o} X^{12}, *δισχιλι*^{o} X^{19}, *επτακοσι*^{o} X$^{16 bis}$, *ιππαρχ*^{o} II^{3} XII^{26}, *κλεισθεν*^{o} XII^{8}, *πεντακοσιομεδιμν*^{o} III^{11}, *π κλε*^{o} XI^{19}, *στρατηγ*^{o} II^{3} IX^{16} XII^{25}, *τελ*^{o} III^{7}, *τετρακοσι*^{o} III^{25}, *τιμοσθεν*^{o} IX^{45}, *φυλαρχ*^{o} XII^{26}.

Sed manus *quarta*: *νο*$^{\mu}$ XXV^{37}, *οβο*$^{\lambda}$ XXX^{32}, *τειχο*$^{\upsilon}$ XXVI^{25}, = *νόμους ὀβολούς τείχους*.

-ων] manus *prima* et *quarta* sola littera -ω indicare solent; dedit *prima*: αθηναι^{ω} XII$^{11, 17}$, αλλ^{ω} XI^{37} XII$^{4, 48}$, αλκμεονιδ^{ω} XI[illegible], ανδρ^{ω} IV^{40}, αντιδημαγωγ^{ω} XI^{23}, αρχαι^{ω} III^{7}, αρχ^{ω} I$^{27, 31}$ III[illegible], βασιλε^{ω} I^{16}, γνωριμ^{ω} VI^{36}, δημηγορ^{ω} VI^{6}, δημοτικ^{ω} VI^{36}, δημοσ[illegible]^{ω} II^{27}, δικαστηρι^{ω} III^{4}, εργ^{ω} IX^{28}, ετερ^{ω} III^{32}, θυρ^{ω} V^{26}, ιερ^{ω} XII[illegible], ιππε^{ω} III^{1} XI^{16}, κιμ^{ω} XI^{34}, κοιν^{ω} VI^{10}, κυψελιδ^{ω} VII^{8}, λακεδαιμο[illegible]^{ω} (VII^{41}?) IX$^{40, 44}$ XI^{46}, λεσβι^{ω} X^{8}, μετρ^{ω} III^{43}, ναυκραρι^{ω} III[illegible]^{2}, νεωρι^{ω} X^{14}, ολιγ^{ω} II^{12}, πεδιακ^{ω} V^{13}, πεντακοσιομεδιμν^{ω} XI^{16}, πλουσ[illegible]^{ω} I^{7}, πολιτ^{ω} III^{27}, πολλ^{ω} II^{13} XI^{48}, προκριθεντ^{ω} IX^{11}, πρυτανε^{ω} XII[illegible]^{6}, σαμι^{ω} X^{8}, σ´μαχ^{ω} X^{12}, στρατηγ^{ω} IX^{37} XI^{12}, ταμι^{ω} III^{17}, τειχ^{ω} IX[illegible]^{2}, τετρακοσι^{ω} XI^{47}, ...ν^{ω} VI^{38}, φειδωνει^{ω} III^{44}, φονικ^{ω} II^{40}, φυλ^{ω} III[illegible]^{4}, χι^{ω} X^{8}, χρε^{ω} IV^{9};

quarta: αθηναι^{ω} XXVIII^{22}, γραμματε^{ω} XXVII^{33}, δραχμ^{ω} XXVI[illegible]^{1}, επιτροπ^{ω} XXVIII^{42}, επωνυμ^{ω} XXVII^{11}, ευθυν^{ω} XXV^{44}, παναθηνα[illegible]^{ω} XXIX^{49}, πεντακοσιομεδιμν^{ω} XXV^{6}, πυρ^{ω} XXVI^{37}.

Manus *quarta* hunc terminum alia interdum ratione decurtav[illegible]t; scripsit enim νομ´ XXVI^{30}, σταθμ´ XXVI^{32}, κρι^{θ} XXVI^{36}, γυν[illegible]ι^{κ} XXVIII^{48}. Item manus *tertia* πολι^{τ} (= πολιτῶν) posuit XXII[illegible]^{0}. Cum locis primo et secundo conferri potest nota -τ´ syllabae -των, ult[illegible]mi comparandi sunt cum vocabulis qualia sunt βου^{λ} etc., quae in[illegible]ra afferentur.

-ωσ] hanc quoque syllabam manus *prima* designat sola littera ω, s[illegible]d nonnisi praecedente littera ε, in *atticis* igitur qui vocari solent *ge*[illegible]*i-tivis*. Scripsit αστε^{ω} VIII^{2}, βασιλε^{ω} I^{30} VII^{41}, κρισε^{ω} XI^{48}, πιστε[ω] VII^{35}, πολε^{ω} II^{35} III$^{32 \text{ bis}}$ V^{2} VIII^{30} IX^{30} XI^{18}, πραξε^{ω} VII[illegible]^{8}, στασε^{ω} II^{14}, συλληψε^{ω} VII^{23}, ταξε^{ω} II^{13}.

Reliqui loci, quibus syllabae finales decurtantur, hi sunt:

-ην] *prima* manus habet αρ^{χ} X^{7}, αττι^{κ} VIII^{15}, βου^{λ} II^{11}, δημο[illegible]^{κ} XII^{7}, μα^{χ} IX^{17}, ναυτι^{κ} XI^{20},

quarta βου^{λ} XXV^{27} XXVI^{17}, φυ^{λ} XXVII^{7} (?).

-ησ] *prima* manus φυ^{λ} IX^{16}, βου^{λ} XI^{5}, αριστει^{δ} IX^{44} X^{11} XI[illegible]^{4}, κλεισθεν^{η} XII^{6},

quarta βου^{λ} XXV^{8} XXVI$^{19, 41, 50}$.

-ηι] *quarta* manus βου^{λ} XXV^{16} XXVII^{37} XXVIII^{7}.

-κλησ] *prima* manus θεμιστο^{κ} IX^{41} XI^{4}, θεμιστοκ^{λ} XI^{34}, θεμιστοκλ^{η} XI^{7}.

-ιαν] *prima* manus ναυμα^{χ} IX^{45} XI^{21}, σ'μα^{χ} XI^{46}.

-ιαι] *prima* manus σικε^{λ} XI^{46}.

-εωσ] *prima* manus μισθω^{σ} I^{6},

tertia πο^{λ} XXII^{2}.

-ευσ] *prima* manus βασι^{λ} I$^{23, 28}$,

quarta XXV^{23} XXVIII$^{18, 52}$ XXIX^{18}.

-αν] *tertia* manus χωρ̀ XXII^{2}.

-α] *prima* manus ονο^{μ} III^{7} VII^{7},

quarta χρημα^{τ} XXV^{30}.

-η] *quarta* manus βου^{λ} XXVI^{12}.

-ιν] *prima* manus δυνα^{μ} XI$^{8, 20}$.

-ινι] *prima* manus σαλα^{μ} IX^{45}.

-πον] *tertia* manus τρὸ XXII^{11}.

-φασ] *tertia* manus απογρὰ XXII^{35}.

[**Videatur editionis phototypicae tabula** *septima*.]

μιδιασ εισ τα μαλιστα εχθροσ ην τωι δημοσθενει
και δια πολλων μ΄ και αλλων ενεδειξατο ϧ ταυτην την
εχθραν και ποτε χορηγον οντα ϧ τ᾽ πανδιονιδοσ φυ
λησ εν μεσηι τηι ορχηστραι κονδυλοισ ϧ εταξεν . . . .
εγραψατο ϧ δημοσιων αδικηματ΄ συνπ΄λαβων . . . . . .
μοσιοισ αδικημασι τ᾽ εαυτου υβριν επει εξην . . . .
λεγειν οτι υβρισθησ λαβε τ᾽ υβρεωσ το προστ. . . . .
δ η ὑποθεσισ κ᾽ μ΄ καικιλιον δυο κεφαλαια ει δημοσι[ο]
εστιν αδικημα και ει μεγαλα τα πεπραγμενα προσ
θετεον δε κακεινο ει υβρισ / η γενομενη οπερ αθε
τει καικιλιοσ κακωσ εσται γαρ εναντιωσ ϧ . . . ρ. . . . . .
το προοιμι[ο] *και η του χρυσοχοου μαρτυρια δημοσι*[ω] *. αδι*
κηματ΄ ουκ .φ. . . . οτι δ΄ δηλοσ / σ΄π΄λαβων . . . . δημο
σιοισ αδικημασι τ᾽ εαυτου υβριν εξ εκεινου .ανερ . .
οταν λεγηι επειδαν επιδειξω μιδιαν τουτονι μη μο
νον εισ εμε αλλα και εισ υμασ και εισ τουσ αλλουσ απαν
τασ υβρικοτα και τα εξησ αι δ υποθεσεισ οταν μη εχωσιν
ζητηματα και αμφισβητησεισ λελυμ΄α. // και λογον
•*τωι ρητορι ου κ᾽λειπουσι οιον π΄ φονου τισ ενκαλει . . .*
και λεγει απεκτεινα μεν τον δεινα δικαι . . . ε τ . . .

---

4 ϧ] deletum.
5 *εγραψατο*] litterae *γρ* evanidae.
7 *λεγειν*] litterae *λεγ* minus certae.
8] *δ* an *α* sit prima littera dubium. || *ὑποθεσισ*] notetur spiritus asper.
13 *δηλοσ*] littera *σ* prius fuit *ν*.
16 *ασ υμασ*] vix cernuntur litterae.
18 *ζητηματα και*] dubiae sunt litterae *ηματα και*.

Disputationi nostrae corollarii loco addemus quae post paginam X in papyro reperiuntur. Scripta sunt priusquam Aristotelis opus in hac charta exarari coeptum est, debentur autem manui quintae alicui, quae primae et quadamtenus quartae similis est, sed facile tamen ab utraque potest distingui si quis hoc agat. Signum, quo casus quilibet pronominis *αὐτός* indicantur (vid. vs. 2, 3, 4, 5, 11, 21, 46, 57 et cf. pag. 168), satis est notabile.

Non magni sunt momenti quae hoc loco leguntur, sed tamen propter Caecilii (Calactini) et Didymi nomina commemorata non temere abicienda. In editione phototypica suo loco leguntur; Kenyon describere operae pretium non duxit, sed breviter commemoravit in annot. pag. 69 editionis suae.

Μειδίας εἰς τὰ μάλιστα ἐχθρὸς ἦν τῷ Δημοσθένει· καὶ διὰ πολλῶν 1
μὲν καὶ ἄλλων ἐνεδείξατο αὐτῷ ταύτην τὴν ἔχθραν, καί ποτε χορηγὸν 3
ὄντα αὐτὸν τῆς Πανδιονίδος φυλῆς ἐν μέσῃ τῇ ὀρχήστρᾳ κονδύλοις 4
ἐπάταξεν. πῶς δ' ἐγράψατο αὐτὸν δημοσίων ἀδικημάτων, συμπεριλαβὼν 5
τοῖς δημοσίοις ἀδικήμασι τὴν ἑαυτοῦ ὕβριν; ἐπεὶ ἐξῆν Μειδίᾳ λέγειν 6
ὅτι· „ὑβρίσθης· λαβὲ τῆς ὕβρεως τὸ πρόστιμον." — ἔχει δ' ἡ ὑπόθεσις 8
κατὰ μὲν Καικίλιον δύο κεφάλαια, εἰ δημόσιόν ἐστιν ἀδίκημα καὶ εἰ 9
μεγάλα τὰ πεπραγμένα, προσθετέον δὲ κἀκεῖνο, εἰ ὕβρις ἐστὶν ἡ γενο- 10
μένη. ὅπερ ἀθετεῖ Καικίλιος κακῶς· ἔσται γὰρ ἐναντίως αὐτ.. ...ρ...... 11
τὸ προοίμιον καὶ ἡ τοῦ χρυσοχόου μαρτυρία δημοσίων ... ἀδικημάτων 12
οὐκ .φ.... ὅτι δὲ δῆλός ἐστι συμπεριλαβὼν τοῖς δημοσίοις ἀδικήμασι 14
τὴν ἑαυτοῦ ὕβριν, ἐξ ἐκείνου φανερὸν ὅταν λέγῃ (§ 8)· *ἐ π ε ι δ ὰ ν* 15
ἐ π ι δ ε ί ξ ω Μ ε ι δ ί α ν τ ο υ τ ο ν ὶ μ ὴ μ ό ν ο ν ε ἰ ς ἐ μ ὲ ἀ λ λ ὰ κ α ὶ 16
ε ἰ ς ὑ μ ᾶ ς κ α ὶ ε ἰ ς τ ο ὺ ς ἄ λ λ ο υ ς ἅ π α ν τ α ς ὑ β ρ ι κ ό τ α καὶ 17
τὰ ἑξῆς. αἱ δ' ὑποθέσεις ὅταν μὴ ἔχωσι ζητήματα καὶ ἀμφισβη- 18
τήσεις, λελυμέναι εἰσὶ καὶ λόγον τῷ ῥήτορι οὐ καταλείπουσιν· οἷον, περὶ 19
φόνου τις ἐγκαλεῖται καὶ λέγει· „ἀπέκτεινα μὲν τὸν δεῖνα, δικαίως δέ", 20

---

4 *ἐπάταξεν*] ms. *εταξεν* aperto errore.
7 *ὑβρίσθης*] vid. ipse orator § 40. || *πρόστιμον*] vHerwerden. || *ἔχει*] vLeeuwen.
11 sq.] quid sit in ms. non exputamus; dici debuit, in prooemio et in testimonio aurarii non de iniuriis publicis sermonem fieri sed de vi ipsi Midiae illata.
15 *ἐπειδὰν*] sic papyrus, sed corruptum hoc est pro *ἔ π ε ι τ' ἐ ὰ ν* (*επειταν*), ut recte legitur in codicibus Demosthenis.
17 sqq.] conf. Argumentum alterum orationis (pag. 512).

ομολογησαντοσ ϟ τον φονον ζητειται ποτερα δικαιωσ
η αδικωσ απεκτεινε. ..αν δε λεγηι ο ενκαλουμενος
οτι απεκτεινα και αδικωσ απεκτεινε τονδε λυ....
η υποθεσισ ουτωσ ... . ..τ̓ τ̓ υβρε^ω^ ρηθησεται
σ πολισ
την μεν ασελγειαν ω και τα εξησ σελγοι εθνοσ / επι τησ ...^δ^
ω
δικ́ον κ́ οσι^ο^ οι ό π̓βαινοντεσ το δικαιον εικο...
αν κληθειεν ασελγεισ ταυτα μ́ διδυμοσ λεγει τινεσ δ́
π́
λεγουσιν οτι πωσ δημοσι^ω^ αδικηματ́ οντοσ του αγων^ο^
λεγει και τ̓ υβριν επιλυεται ό αυτο επιφερων ...
ηι προσ απαντασ αει χρηται μειδιασ) ωσ καθολικωσ
υβριστου προσ παντασ οντοσ
και προυβαλομην αδικειν τουτονι προυβαλομην εισ δικην
κατεστησα αδικειν π́ τ̓ εορτην προβολη γ́ κυριωσ
η μ̓ διονυσια δικη η γινομ́η π́ τ́ ημαρτημ́ων
εν τοισ διονυσιοισ μεταφορικωσ δ επι πασησ δικησ
εισ τασ ουσιασ τασ τουτ́ ουδ εισ τασ υποσ^λ^ ωσ δωροδο
κουντ́ επειδη τισ εισαγει δηλον οτι ο υπηρετη.
ου γ́ χωριον ..ου εξην τοις λεγουσιν εισελθειν
πολλα μεν χρηματ εξον μοι λαβειν και τα εξησ ταυτα ωσ
δικαιωσ αγωνιζομ́οσ και μη αρ^γ^ ειληφωσ ομωσ δε
χιλιασ λ...ν καθυφεικατο τ̓ δικην ωσ εν τη. ιστοριαι
νη δια
φερε... πολλας δ́ δεησεισ και χαριτασ και απειλασ
υπομεινασ
εικοτωσ α συμβαινει τοισ παρακαλουσι και εν οργηι δια

---

26 κ́ οσι^ο^] litterae non prorsus certae.
27 κληθειεν] evanidae sunt litterae θειε.
40 αγωνιζομ́οσ] evanidae sunt litterae αγω.

τότε ὁμολογήσαντος αὐτοῦ τὸν φόνον ζητεῖται πότερα δικαίως ἢ ἀδίκως 21
ἀπέκτεινεν· ἐὰν δὲ λέγῃ ὁ ἐγκαλούμενος ὅτι „ἀπέκτεινα καὶ ἀδίκως 23
ἀπέκτεινα τόνδε", λύεται ἡ ὑπόθεσις. οὕτως καὶ περὶ αὐτῆς τῆς ὕβρεως 24
ῥηθήσεται.

τὴν μὲν ἀσέλγειαν, ὦ καὶ τὰ ἑξῆς (§ 1). — „Σελγοὶ ἔθνος 25
ἐστὶν ἐπὶ τῆς Ἀσίδος. δίκαιον καὶ ὅσιον· οἱ οὖν παραβαίνοντες τὸ 26
δίκαιον εἰκότως ἂν κληθεῖεν ἀσελγεῖς". ταῦτα μὲν Δίδυμος λέγει· τινὲς 27
δὲ λέγουσιν ὅτι „πῶς περὶ δημοσίων ἀδικημάτων ὄντος τοῦ ἀγῶνος 28
λέγει καὶ τὴν ὕβριν;" ἐπιλύεται οὖν αὐτὸς ἐπιφέρων ἔτι· ᾗ πρὸς 29
ἅπαντας ἀεὶ χρῆται Μειδίας, ὡς καθολικῶς ὑβριστοῦ πρὸς 31
πάντας ὄντος.

καὶ προυβαλόμην ἀδικεῖν τουτονί (§ 1). — προυβαλόμην· 32
εἰς δίκην κατέστησα. ἀδικεῖν· περὶ τὴν ἑορτήν. προβολὴ γὰρ κυρίως 33
ἡ μετὰ Διονύσια δίκη ἡ γιγνομένη περὶ τῶν ἡμαρτημένων ἐν τοῖς 34
Διονυσίοις, μεταφορικῶς δ' ἐπὶ πάσης δίκης.

εἰς τὰς οὐσίας τὰς τούτων οὐδ' εἰς τὰς ὑποσχέσεις 36
(§ 2), ὡς δωροδοκούντων. 37

ἐπειδή τις εἰσάγει (§ 4), δῆλον ὅτι ὁ ὑπηρέτης, οὐ γὰρ 38
χωρίον ὅπου ἐξῆν τοῖς λέγουσιν εἰσελθεῖν.

πολλὰ μὲν χρήματ' ἐξόν μοι λαβεῖν καὶ τὰ ἑξῆς (§ 4). — 39
ταῦτα ὡς δικαίως ἀγωνιζόμενος καὶ μὴ ἀργύριον εἰληφώς· ὅμως δὲ 40
χιλίας λαβὼν καθυφείκατο τὴν δίκην, ὡς ἐν τῇ ἱστορίᾳ φέρεται. 41

πολλὰς δὲ δεήσεις καὶ χάριτας καὶ νὴ Δί' ἀπειλὰς 42
ὑπομείνας (§ 4). — εἰκότως ἃ συμβαίνει τοῖς παρακαλοῦσι καὶ 43
ἐν ὀργῇ διαλεγομένοις λέγει. 45

---

23 *ἀπέκτεινα τόνδε*] ita scripsimus, quamquam manuscripto invito. Pro *τόνδε* fortasse *τὸν δεῖνα* corrigendum fuerat.

27 *Δίδυμος*] ergone hic loquitur in scholiis vulgatis (p. 532, 3 Dind.): *φαμὲν δὲ καὶ ἡμεῖς ὅτι ἀσελγὴς* etc.?

29 *αὐτός*] *αὐτο* legitur in manuscripto, nisi evanuit sigma.

37 *ὁ ὑπηρέτης*] sententia obscura; legendumne *ὁ θεσμοθέτης*? sed etiam sequentia verba aptam sententiam non praebent. Verbum *forense* esse *εἰσάγειν*, non de certo aliquo loco accipiendum esse, dicere voluit scholii auctor.

41 *χιλίας*] non *decem* sed *triginta* minis Demosthenem cum Midia transegisse dicunt Aeschines c. Ctesiph. p. 441 R. et Plut. Demosth. 12.

λεγομ́οισ ..... ει μεν ὁ π̓ νομῶν η π πρεσβειασ η
τινοσ αλλησ τοιαυτησ εμελλον ⳓ και τα εξησ εικοτωσ οι γ́ π́
ιδιων πραγματ́ αγωνιζομ́οι οφειλουσιν οικτιζεσ^{θ} εισ
το ελεου τινοσ τυ^{χ} οι δ́ π́ δημοσι^{ω} αυτο μονον λεγειν ...
ενδικνυναι ωσ του δημου ακουοντοσ κ́ υπερ εαυτου
αγωνιουμ́ου προπηλακισμοσ πληγ..
ο μεν νομοσ ουτοσ / ω κα. τα εξησ το ειδοσ τουτο προθεσισ λεγε
ται οταν ο ρητωρ το πραγμα π́ ου λεγει εκ τ́ εναντι^{ω} αυξα
νηι ωσπερ κ́ αισχ.νησ εν τωι κ̀ τιμαρ^{χ} π́ εταιρησεωσ ου
σησ τ̓ δικησ αντιπ̀ τεθεικε τουσ τ̓ ευκοσμιασ νομουσ
ομοιον καν ει τισ π́ ιεροσυλου λεγων αυξανηι το αμαρ^{τ}
εγκωμιασασ το θειον ουτω κ́ ο δημοσθενησ πρωτον
τον π́ ⳓ τ́ διονυσι^{ω} νομον ανεγνω δευτερον δ́ τον
π́ τ̓ υβρεωσ επιδεικνυσ οτι και τουσ εκ καταδικησ
εισπραττομενουσ και οφειλοντασ ανυβριστουσ ανιησιν
ταυτασ τασ ημερασ τ́ διονυσι^{ω} οπου δ́ τιμωριασ αξιοι //
οι υβρισαντεσ τουσ κ̀ κριτουσ ποσωι οι μη τουσ κατα
κριτουσ αλλ ελευθερουσ υβρισαντεσ πολλαπλασιου
αλλα και τα δικηι και ψηφωι τ́ ελοντ́ γινομ́α τ́ εαλωκοτ́ ο λεγει
τοιουτον / α και τ́ νικησαντ́ δικηι γινομ́α τ́ νικηθεν
τ́ δεδωκατε ταυτ̀ τ̀ εορτην

---

48 $τυ^{χ}$] litterae dubiae.
62 *πολλαπλασιου*] certae sunt litterae *πο* et *ου*, reliquae dubiae.

εἰ μὲν οὖν παρανόμων ἢ παραπρεσβείας ἤ τινος 46
ἄλλης τοιαύτης ἔμελλον αὐτοῦ καὶ τὰ ἑξῆς (§ 6). — *εἰκότως·*
οἱ γὰρ περὶ ἰδίων πραγμάτων ἀγωνιζόμενοι ὀφείλουσιν οἰκτίζεσθαι 47
εἰς τὸ ἐλέου τινὸς τυχεῖν, οἱ δὲ περὶ δημοσίων αὐτὸ μόνον λέγειν 48
καὶ ἐνδεικνύναι, ὡς τοῦ δήμου ἀκούοντος καὶ ὑπὲρ ἑαυτοῦ ἀγωνιου- 49
μένου.

προπηλακισμός. — *πληγαί* (cf. § 9).

ὁ μὲν νόμος οὗτός ἐστιν, ὧ καὶ τὰ ἑξῆς (§ 12). — *τὸ εἶδος* 51
τοῦτο πρόθεσις καλεῖται, ὅταν ὁ ῥήτωρ τὸ πρᾶγμα περὶ οὗ λέγει ἐκ 52
τῶν ἐναντίων αὐξάνῃ. ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, 53
περὶ ἑταιρήσεως οὔσης τῆς δίκης, ἀντιπαρατέθεικε τοὺς τῆς εὐκοσμίας 54
νόμους. ὅμοιον κἂν εἴ τις περὶ ἱεροσύλου λέγων αὐξάνῃ τὸ ἁμάρ- 55
τημα ἐγκωμιάσας τὸ θεῖον. οὕτω καὶ ὁ Δημοσθένης πρῶτον τὸν περὶ 56
αὐτῶν τῶν Διονυσίων νόμον ἀνέγνω, δεύτερον δὲ τὸν περὶ τῆς 58
ὕβρεως, ἐπιδεικνὺς ὅτι καὶ τοὺς ἐκ καταδίκης εἰσπραττομένους καὶ 59
ὀφείλοντας ἀνυβρίστους ἀνίησι ταύτας τὰς ἡμέρας. ὅπου δὲ τιμωρίας 60
ἄξιοί εἰσιν οἱ ὑβρίσαντες τοὺς κατακρίτους, πόσῳ μᾶλλον οἱ μὴ τοὺς 61
κατακρίτους ἀλλ' ἐλευθέρους ὑβρίσαντες; πολλαπλασίῳ. 62

ἀλλὰ καὶ τὰ δίκῃ καὶ ψήφῳ τῶν ἑλόντων γιγνόμενα 63
τῶν ἑαλωκότων (§ 17). — *ὃ λέγει τοιοῦτόν ἐστιν· ἃ καὶ τῶν* 64
νικησάντων δίκῃ γιγνόμενα τῶν νικηθέντων εἶναι δεδώκατε ταύτην 65
τὴν ἑορτήν.

46] in suo Demosthene scholiasta legebat igitur: „*ἤ τινος ἄλλης τοιαύτης ἔμελλον αὐτοῦ κατηγορεῖν αἰτίας.*" Notetur forma *ἔμελλον* (sic, non *ημελλον*, papyrus).

50 *προπηλακισμός*] ad oratoris verba „*προπηλάκισται τὸ σῶμα τοὐμὸν τόδε*" haec pertinent.

60] delevimus manifestum emblema *τῶν Διονυσίων*.

61 *μᾶλλον*] adiecimus; vid. schol. p. 533, 31 Dind.

62 *πολλαπλασίῳ*] vHerwerden.

65 *εἶναι*] hoc (⏑) excidisse contextus docet.

Quae ex libro de Atheniensium civitate antehac innotuerant fragmenta, ea omnia fere nunc suo loco reperta sunt in ipso opere; quae autem desunt, aut in initio aut in fine collocata fuisse facile intellegitur. Quae desiderantur haec sunt:

Fr. 343 R.

Harpocr. s. v. *Ἀπόλλων πατρῷος*] *ὁ Πύθιος. προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δ' Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης φησί, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλω πατρῷον αὐτοῖς ὀνομασθῆναι.*

Exc. Polit. Heraclid. § 1: *Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ, συνοικήσαντος δ' Ἴωνος αὐτοῖς, τότε πρῶτον Ἴωνες ἐκλήθησαν.*

Harpocration an spectet sententiam quae in capite 41 legitur: „*Ἴωνος καὶ τῶν μετ' αὐτοῦ συνοικησάντων*" dubitari potest; sed propter Heraclidis verba veri videtur similius locum ex operis initio ab eo afferri.

Fr. 346 R.

Plutarch. Thes. 25 *ὅτι δὲ πρῶτος* (Theseus) *ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης φησί, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεύσας.*

Simile quid de Theseo legitur in nostri operis capite 41, ubi eius regimen dicitur primum *μετρίαν τινὰ πολιτείας τάξιν* habuisse et de regno aliquantum deflexisse. Dubium igitur est utrum haec verba nostri scriptoris spectet Plutarchus an locum hodie deperditum.

Fr. 347 R.

Schol. in Plat. Axioch. p. 465 *γεννήτῃ*] *Ἀριστοτέλης φησί, τοῦ ὅλου πλήθους διῃρημένου Ἀθήνησιν εἴς τε τοὺς γεωργοὺς καὶ τοὺς δημιουργούς, φυλὰς αὐτῶν εἶναι τέτταρας, τῶν δὲ φυλῶν ἑκάστης μοίρας εἶναι τρεῖς, ἃς τριττῦς τε καλοῦσι καὶ φρατρίας, ἑκάστης δὲ τούτων τριάκοντα εἶναι γένη, τὸ δὲ γένος ἐκ τριάκοντα ἕκαστον ἀνδρῶν συνεστάναι. τούτους δὴ τοὺς εἰς τὰ γένη τεταγμένους γεννήτας καλοῦσι.*

Lex. Demosth. Patm. p. 152 ed. Sakkelion, *γεννῆται*] *πάλαι τὸ τῶν Ἀθηναίων πλῆθος, πρὶν ἢ Κλεισθένη διοικήσασθαι τὰ περὶ τὰς φυλάς, διῃρεῖτο εἰς γεωργοὺς καὶ δημιουργούς. καὶ φυλαὶ τούτων ἦσαν δ', τῶν δὲ φυλῶν ἑκάστη μοίρας εἶχε γ', ἃς φρατρίας καὶ τριττῦς ἐκάλουν. τούτων δ' ἑκάστη συνειστήκει ἐκ τριάκοντα γενῶν, καὶ γένος ἕκαστον ἄνδρας εἶχε τριάκοντα τοὺς εἰς τὰ γένη τεταγμένους, οἵτινες γεννῆται ἐκαλοῦντο, ὧν αἱ ἱερωσύναι ἑκάστοις προσηκοῦσαι ἐκληροῦντο, οἷον Εὐμολπίδαι καὶ Κήρυκες καὶ Ἐτεοβουτάδαι, ὡς ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ Ἀριστοτέλης, λέγων οὕτως· „φυλὰς δ' αὐτῶν συννενεμῆσθαι δ', ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας· ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γένηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δ' αὐτὰ τριττῦς καὶ φρατρίας· εἰς δὲ τὴν φρατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν."* — Num revera ipsa Aristotelis afferantur verba dubium videtur.

Cf. etiam Harpocration s. v. *τριττύς* (Suidas, Polluc. VIII 111).

Fr. 423 R.

Harpocration s. v. *διαμεμετρημένη ἡμέρα*] *μέτρον τί ἐστιν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον, ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί· πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες, διενέμετο δ' εἰς τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν,.... Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων.*

Quae praeterea in censum venire possunt Fragmenta 344, 348, 354, 364, 376, 416, ea huc pertinere non videntur.

INDEX DICTIONIS.

In hoc indice omissa sunt vocabula, quae occurrunt in Solonis aliorumque poetarum locis a scriptore allatis; sed quae in decretis reperiuntur recepta sunt.

Magistratuum appellationes hic omissae inveniuntur in *Indice nominum et rerum*.

Numeralia, quae singulis vocabulis vel locutionibus adscripta sunt, indicant paginas et versus nostrae editionis; *βελτίω* igitur invenitur versu 6 paginae 59, etc.

ἡ πόλις ἅμα τῇ δημοκρατίᾳ — αὐξανομένη 49,6.

ἁμαρτάνω] 15,23. 31,9. 101,1 al.

ἁμαρτία] ἔγνωσαν τὴν ἁμαρτίαν 77,5.

ἅμιπποι] 133,7.

ἄμισθος] τὰς δ' ἀρχὰς ἀμίσθους ἄρχειν 63,23 in decreto.

ἀμφισβήτησις] τῆς κρίσεως 61,11. πολλὰς ἀμφισβητήσεις γίγνεσθαι 17,15. διαδικάζει τὰς ἀμφισβητήσεις ὑπὲρ τῶν γερῶν (?) 141,9.

ἀμφισβητῶ] 127,15. τινὸς πρός τινα 141,8.

ἀμφορεύς] 145,18. ἀμφορεῖς δύο ἵστανται ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χαλκοῦς ὁ δὲ ξύλινος, διαιρετοί 161,1 sq.

ἀμφότερος] passim, ut 19,14,17,18. 23,28. οἱ ἐξ ἀμφοτέρων γεγονότες ἀστῶν 103,5.

ἄμφω] ἐξ ἀμφοῖν ἀστοῖν 57,2.

ἄν] pap. interdum iuxta ἐάν. Cf. Praef.

ἀνά] distributive: ἀνὰ δισχιλίους ἢ τρισχιλίους ἀπόλλυσθαι 55,13.

ἀναβαίνω] ἐπὶ τοῦτον (sc. τὸν λίθον) 135,26. εἰς Ἄρειον πάγον 147,2.

ἀναβάλλομαι] ἀναβαλλομένων τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας 95,8. — Cf. ὑπερβάλλομαι.

ἀναγιγνώσκω] τῇ βουλῇ 133,6 sq. τὰς ἀπογραφὰς τῶν δημευομένων 109,14. τὰς λήξεις 109,15. ἀναγνούς (?) 121,20.

ἀναγκάζω] ἠναγκάσθησαν — καταστῆσαι τὴν — πολιτείαν 61,20. ὁ δῆμος ἠναγκάσθη χειροτονεῖν τὴν ὀλιγαρχίαν 79,3.

ἀναγκαῖος (ον) et ἀνάγκη (ἐστι)] passim, ut 17,15. 119,11. 131,5,16 al. Cf. ἐπάναγκες. — ἐν ταῖς ἀνάγκαις (in tormentis) 37,9.

ἀναγορεύω] (προσ-?) τινὰ τῶν δημων 43,19. Sed cf. usum verbi ἀνακαλεῖν.

ἀναγράφω] passim. τὰ θέσμια 5,17. τὴν πολιτείαν 65,2,3. τοὺς νόμους 99,10. τοὺς νόμους εἰς τοὺς κύρβεις 11,29. τὰ θέσμια 5,18. εἰς λελευκωμένα γραμματεῖα 119,4. εἰς στήλην χαλκῆν 131,2. ἐν ταῖς στήλαις πρὸς ταῖς συμμαχίαις etc. 133,3. τὰ δημόσια τοῖς θεσμοθέταις ἀναγράφει 121,22. τὰ γραμματεῖα (τὰ) τὰς καταβολὰς ἀναγεγραμμένα 119,17.

ἀνάγωγος] de equis 123,3 (?).

ἀνάδαστος] πάντ' ἀνάδαστα ποιήσειν 19,15. τὴν χώραν ἀνάδαστον ποιοῦσιν 97,11.

ἀνάθημα] 13,16.

ἀναιρῶ] *tollo*, τὰς προσκλήσεις (ms. προ-) 65,16 in decreto, τὰ ὅπλα 29,22. — *De medio tollo*: saepius, ut 37,16, 25. 53,8. 55,2. 63,16. 81,9,14. 85,10. 97,2. 125,17. — *vaticinor*: ἀνεῖλεν ἡ Πυθία 45,6.

ἀναίτιος] ἀνελόντες τοὺς ἀ. 37,16.

ἀνάκειται] de donariis: εἰκών 18,16. Vid. ἀνατίθημι.

ἀνακαλῶ] ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ ἀνακαλεσαμένη καὶ κρίνασα καθ' αὑτὴν τὸν ἐπιτήδειον κτέ. 15,10.

ἀνακράζω] Cleon πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε 59,21.

ἀνακρίνω] passim verbum iudiciale, ut 139,7 al. Vid. προανακρίνω. Extra iudicium semel 19,8 = ἐρωτῶ.

ἀνακτῶμαι] ἀνακτήσασθαι (?) βίᾳ τὴν ἀρχήν 29,12.

ἀναλίσκω] in decretis ἐκ τοῦ ναυκραρικοῦ ἀργυρίου 15,18. ὅπως ἂν εἰς τὸ δέον ἀναλίσκηται 65,23. — Met. ὥστε ἀναλίσκεσθαι τοὺς ἐπιεικεῖς 55,14.

ἀναλογίζομαι] ἐάν τις ἀναλογίζηται τὸν ἑκατέρου βίον 35,3.

ἀνάλογον] τῷ μεγέθει τοῦ τιμήματος 13,10.

ἀνάλωμα] saepius, ut 47,19. τὰ εἰς τὴν πομπὴν ἀναλώματα παρ' αὐτῶν ἤν[εγκ]ον 139,1.

ἀναμίσγω] ἀναμίσγεσθαι 43,12. Forma μίσγω saepe Aristoteles, interdum Plato usus est. ἀναμεῖξαι 43,6.

ἀναμφισβήτητος] ὡς — ποιοῦντες ἀναμφισβήτητον τὴν πολιτείαν 81,1.

ἀνάξιος] ἐν οὕτω μικροῖς καὶ ἀν[αξί]οις 11,24.

ἀναπληρῶ] ἡ μνᾶ — ἀνεπληρώθη εἰς ἑκατὸν (δραχμάς) 19,3.

ἀνάπτω] τὴν αἰτίαν ἀνάπτει τοῖς πλουσίοις 11,5.

ἀναρχία, *annus sine IX archontibus*] ἀναρχίαν (ms. αρχαιαν) ἐποίησαν 25,11.

ἀνατίθημι] ἀνδριάντα 13,3. 135,27. ἀνάκειται εἰκών 13,16.

ἀναφέρω] τὰς ἐκτίσεις εἰς πόλιν 17,1.

ἀνδραποδιστής] 127,13.

ἀρετή] 83,6.

ἀριθμός] (?) 99,4.

ἀριστίνδην] *τὰς — ἀρχὰς καθίστασαν ἀριστίνδην καὶ πλουτίνδην* 5,1. Cf. 3,1. 7,13. Kontos confert Ar. Polit. II 7,5. IV 5,10.

ἅρμα] *ἐφ' ἅρματος εἰσήλαυνε* 29,3.

ἁρμοστής] 87,3.

Articulus] interdum abest a magistratuum appellationibus, ut *θεσμοθέται* 7,3. *στρατηγοὺς καὶ ἱππάρχους* 7,4. Cf. 65,7 sqq. (vid. Meisterhans Gr. I. A.[2] p. 188 extr.). Deinde a formulis quibusdam, ut *εἰς πόλιν* (arcem) 17,1. *ἐν ἀκροπόλει* 37,1. 147,4. *εἰς ἀκρόπολιν* 137,1. 147,2 (sed cf. 41,19). *ἐν ἀγορᾷ* 127,3. *ἐν ἄστει* passim (sed *ἐν τῷ ἄστει* 37,27. 51,7 al.) *ἐκ καταλόγου* 55,11. *ἄνευ δικαστηρίου γνώσεως* 113,15. *ἐν μέρει* et *κατὰ μέρος* (vid. *μέρος*). *μέχρι ἀρχῆς τέλους* 137,9. *πρὸ τέλους ἐνιαυτοῦ* 119,7. *καὶ αὐτὸν καὶ γένος* 33,20. *καὶ αὐτοὶ καὶ παῖδες* 3,11. *τίς πατρὸς* et *μητρὸς πατήρ* 135,8 sq. Similiter *ἔτος* ponitur sine articulo, ut *οἷς ἂν ἑξήκοστον ἔτος ᾖ* 129,22. cf. 27,8. 29,6. 45,13.4 7,14. Item *ἀρχή* articulo caret 9,18. 11,6. — Interdum legitur omisso *ἕκαστος*, ut *εἷς ἐκ τῆς φυλῆς* 117,16. *ἕνα* <*ἐκ*> *τῆς φυλῆς* 149,1. *ἐκ τῆς φυλῆς ὅλης* 149,7,9. *δραχμὴν τῆς ἡμέρας* 149,16. *τρεῖς ὀβολοὺς — τῆς ἡμέρας* 63,26. *δύο ὀβολοὺς — τῆς ἡμέρας* in lege 125,3. *ἅπαξ ἐν τῷ ἐνιαυτῷ* 113,6. Vid. etiam *τρόπος*. — Saepissime ponitur periphrastice, ut *τὰ περὶ τὰς ἀρχάς* 7,9. *τὰ εἰς τὸν πόλεμον* 49,14. *τὰ κατὰ τὴν πολιτείαν* 59,6 sq. Cf. 3,14. <*τὰ*> *τῆς τυραννίδος* 33,17. *τὰ τοῦ πολέμου* 67,3. *οἱ ἐν τῇ πολιτείᾳ* 87,12. *οἱ περὶ τὸν Κλεομένην καὶ* <*τὸν?*> *Ἰσαγόραν* 41,18. 35,16. — *τὰ μὲν — τὰ δέ* *partim — partim* 57,13. *τὸ — μέχρι τούτου* 49,6. *τὰ δύο μέρη* *duae tertiae partes* 127,10. — Constanter additur in formulis *ἐφιέναι* (*ἔφεσις*) et *εἰσάγειν εἰς τὸ δικαστήριον*.

ἀρτοπώλης et *ἄρτος*] 127,5.

ἀρχαῖος] 3,16. 13,16. 19,4 al. *τὸ ἀρχαῖον*, *antiquitus*, 15,10.

ἀρχαϊκῶς καὶ ἁπλῶς] 27,23.

ἀρχή] passim, *initium*, *magistratus*, eius *munus*, *imperium* s. *principatus*. Om. 55,21 *οἱ ζευγῖται τὰς ἐγκυκλίους* (sc. *ἀρχὰς*) *ἦρχον*, nisi forte ea vox excidit. Notabilis locus: *πρῶται τῶν ἀρχῶν ἦσαν βασιλεὺς καὶ πολέμαρχος καὶ ἄρχων, τούτων δὲ πρώτη μὲν ἡ τοῦ βασιλέως*, ubi notiones *munus* et *is qui eo fungitur* confusae. — *ἐξ ἀρχῆς* 31,6. 59,10. 99,5. 133,22. al. *κατ' ἀρχάς* 81,7.

ἀρχηγέται] heroes centum 45,6.

ἀρχιθέωρος] 137,20 (?).

ἄρχω] passim de magistratibus et de imperio; rarius de initio, ut *ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας* 97,9. cf. 155,4. — Medium *incipio*, passim, ut 59,2. *ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου* 149,18. — Pass. *τὴν ἀρχὴν — τῶν ἀρχομένων ἧττω* 83,7.

ἀσαφής] 17,17.

ἀσεβῶ] *ἵνα ἀσεβήσειαν* 37,16.

ἀσέλγεια] *τῆς ἀ. παύσασθαι* 81,17.

ἀσκῶ] *τὰ εἰς τὸν πόλεμον* 49,15.

ἀσπίς] 107,1. 147,7.

ἀστός] *ἐξ ἀμφοῖν ἀστοῖν γεγονώς* 57,3. *ἐξ ἀμφοτέρων — ἀστῶν* 103,5.

ἄστυ] passim. Opp. *χώρα* 31,13. *ἀγροί* 51,7. — *οἱ ἐν* (*τῷ*) *ἄστει* (quibus opponi solent *οἱ ἐν* (*τῷ*) *Πειραιεῖ*) 91,5. 97,8 al. *οἱ ἐκ τοῦ ἄστεως* 87,7. 97,8. 91,14 (in decreto). — Vid. *ἀγρός*.

ἀτακτῶ] 147,22.

ἅτε] c. Part. *ἅτε τυραννικὴν ἔχων οὐσίαν* 57,15.

ἀτελής, *immunis*] 131,8. *ἁπάντων* 33,2 *πάντων* 107,3. *ἀτελὲς χωρίον* 31,21.

ἄτιμος] 17,7. 49,4 et saepius. *ἢ ἀτίμους εἶναι καθάπαξ* 49,4. *ἄτιμον εἶναι καὶ αὐτὸν καὶ γένος* 33,20.

ἀτιμῶ] *ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι* 131,10.

Attractio casuum] 9,12. 19,17 sq. 39,6. 25,18 sq. 57,18.

ἀτυχῶ] *ἠτύχησαν τὴν — ναυμαχίαν* 77,6.

αὖθις] passim. *ὕστερον αὖ[θις]* 23,28. *αὖθις — τὸ δεύτερον* 29,5.

αὐλητής] 149,15.

αὐλητρίς] 125,9.

αὐλίσκος] *ψῆφοι δ' εἰσὶ χαλκοῖ αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ* 159,1.

αὐξάνω] *τοῖς ἐπιθέτοις αὐξηθεῖσα* (*ἀρχή*) 5,15. *κατὰ μικρὸν αὐξανομένη* 49,7. *αὐξανομένου τοῦ πλήθους* 53,6.

αὐτοκράτωρ] *ἄρχειν — αὐτοκράτορας* 69,4

διαβουλεύω] ἡ βουλὴ πρὶν διαβουλεῦσαι (perfungi) κατελύθη 71,1.

διάγω] διῆγον ἐν ἡσυχίᾳ 25,9.

διαγίγνομαι] διαγεγένηται (ἡ πολιτεία) μεχρὶ τοῦ νῦν seq. participio 101,4.

διάγω] ἐνιαυτόν 105,15.

διαδέχομαι] διεδέχοντο συνεχῶς τὴν δημαγωγίαν 61,4.

διαδίδωμι] δραχμὰς ἑκάστῳ ὀκτώ 49,11. διωβελία — διεδίδοτο (ms. -δου) 59,25.

διαδικάζω] τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις 141,8.

διαδικασία] ἐπιτροπῆς 139,16. κλήρων καὶ ἐπικλήρων 139,18. τριηράρχων 147,17.

διαιρετός] ἀμφορεῖς — διαιρετοί 161,2.

διαιρῶ] *dirimo*: τὰ τιμήματα διεῖλεν εἰς τέτταρα τέλη 13,6. Cf. 7 et 21. διῃροῦντο εἰς τοὺς δήμους 149,8. διελόμενοι τὰς φυλὰς 147,27. — *Distinguo*: τοῖς μέτροις διῃρῆσθαι 13,21. — Med. *partior*: διελόμενοι τὰς φυλὰς, πέντε ἑκάτερος 147,27.

δίαιτα] διαίτας ἐκδιαιτᾶν 131,5, ἀποφαίνεσθαι 135,25.

διαιτῶ] 131,4. ἐπώνυμος δ — δεδιαιτηκὼς 131,1.

διακληρῶ] διακληρῶσαι 65,21 in decreto. κἂν πλείους τὴν αὐτὴν σπουδάσωσι λαβεῖν, οὗτοι διακληροῦσι 125,12.

διακοσμῶ] τὴν πομπήν 37,6.

διάκριοι] factio 25,24.

διαλέγομαι] διελέγετο μετὰ σπουδῆς αὐτοῖς 53,18. περὶ ὧν ἂν βούληται διαλέγεται πρὸς τὸν δῆμον 111,4.

διαλείπω] διαλιπόντες ἔτη δύο μετὰ τὴν νίκην 45,18.

διαλλακτής] εἵλοντο κοινῇ διαλλακτὴν Σόλωνα 9,17. μετὰ τῶν δέκα διαλλακτῶν 89,15.

διαλλάττω] τοὺς διαφερομένους 31,18.

διάλυσις] ἐφ' ὧν συνέβη τὰς διαλύσεις γενέσθαι 89,9. τὴν εἰρήνην καὶ τὰς διαλύσεις 89,15. ἐγένοντο δ' αἱ διαλύσεις 91,7. γενομένων τοιούτων τῶν διαλύσεων 95,6.

διαλύω] δίκην 129,10. — διαλύομαι: διελύθησαν — πρὸς τοὺς Ἐλευσῖνι 97,12.

διαμαρτάνω] διαμαρτάνων τῆς πρὸς αὐτὸν φιλίας 35,19.

διαμένω] ὅθεν ἔτι διαμένει τὸ δέκα κληροῦν 15,5. ἐν τῇ ἀρχῇ διέμεινεν 33,23. ἔτη ἑπτὰ καὶ δέκα — διέμεινεν ἡ πολιτεία 53,4. μῆνας — τέτταρας διέμεινεν ἡ — πολιτεία 73,3.

διαμφισβήτησις] τῶν Σόλωνος θεσμῶν ὅσοι διαμφισβητήσεις εἶχον (cf. Ar. Pol. I. 8) 79,15.

διαμφισβητῶ] ὑπὲρ ἀμφοτέρων μάχεται καὶ διαμφισβητεῖ 9,22.

διανεκές] (?) ὥστε δια[νεκ]ὲς ἐγεωργοῦντο 31,11.

διανέμω] διένειμε — τὴν χώραν — τριάκοντα μέρη 43,14. διανείμαντα δέκα μέρη (τὰς δίκας) 143,13. διανενέμηνται — δέκα μέρη 151,18. In decretis διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα μέρη 65,19. διανειμάντων αὐτοὺς 69,12. διανέμουσιν αὐτοῖς τὰς διαίτας 131,4. — διανέμεσθαι τὴν γῆν 21,14. τὸ ἀργύριον 47,16.

διαπέμπω] Med. διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ 89,13.

διαπίπτω] χρόνου διαπεσόντος (?) 81,14.

διαπράττω] ταῦτα διαπραξάμενος 41,15.

διαρπάζω] τὰς οὐσίας 81,13.

διαρρινῶ] ἔχει δ' ὁ χαλκοῦς (ἀμφορεὺς) ἐπίθημα διερρινημένον 161,4.

διασείω] (?) [δια]σείσαντος τοῦ ὑπηρέτου (sc. τὸ κιβώτιον) 153,5.

διασημαίνω] διεσήμηναν ἐλθόντες πρὸς τὸν Πεισίστρατον 31,1.

διασίτησις] (pap. διοίκησις) ἅπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ δ. ἦν 53,2. — Vox nova, cui cf. διατροφή.

διασπείρω] διεσπαρμένοι κατὰ τὴν χώραν 31,12. διεσπάρησαν οἱ λόγοι πρὸς τὸ πλῆθος 83,1.

διασφάλλομαι] ἐν — οἷς ἔπραττον διεσφάλλοντο 39,6.

διασῴζω] διασῴζειν ἐπειρῶντο τὸν δῆμον 77,9.

διατάττω] τὴν πολιτείαν 13,5. 19,7. 63,21. — *Dispono*: (τοὺς στρατηγοὺς) διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ἕνα δὲ κτέ. 147,11. Cf. 15,12.

διατελῶ] χρώμενοι [διατελο]ῦσιν ἔτι καὶ νῦν 15,7. Cf. 25,17. 41,25. ἀεὶ διετέλουν οἱ ἐπιεικεῖς δημαγωγοῦντες 59,9.

διατηρῶ] διετήρει τὰς ἀρχὰς ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν 9,10. διατηρεῖν τοὺς νόμους

ἔκρους] *ὀχετοὺς μετεώρους εἰς τὴν ὁδὸν ἔκρουν ἔχοντας* 125,15.

ἑκτήμοροι] *πελάται καὶ ἑκτ.* 3,8.

ἐκτίνω] *ἐὰν — ἐκτείσῃ τις* 131,23. *ἕως ἂν ἐκτείσῃ* 151,18.

ἔκτισις] 17,1.

ἐκφέρω] *promulgo*, *ἀνέγραψαν καὶ ἐξήνεγκαν τάδε* 65,3. *ὅτε δὲ καὶ δόξειεν αὐτοῖς ἐκφέρειν* (leg. *συμφέρειν*?) 83,10.

ἑκών] 57,13. Vid. *ἄκων*.

ἐλάα] 145,22.

ἔλαιον] 145,18,19,23,25. 147,7.

ἐλαύνω] *τὸ ἄγος* 41,13.

ἐλεγεία] *ποιήσαντι τὴν ἐλεγείαν* 9,18. Cf. 11,6.

ἐλεύθερος] 103,9 et saepius. *οὐσίαν — δεκα μνῶν ἐλευθέραν* 7,20, cf. 22. — Vid. *δοῦλος*.

ἐλευθερῶ] *τόν τε δῆμον ἠλευθέρωσε* 11,9. Cf. 21,25. 39,17.

ἕλκω] *ἡ μνᾶ — ἕλκουσα* (?) — *δραχμάς* 19,3. *ἕλ[κ]ει ὁ [θεσμο]θέτης ἐξ ἑκάστου τοῦ κιβωτίο[υ πι]νάκιον ἕν* 153,5.

ἐλλείπω] in solvendo: *κἂν τις ἐλλίπῃ καταβολήν — ἀνάγκη τὸ [ἐλλ]ειφθὲν καταβάλλειν ἢ δεδέσθαι* 121,2,3.

ἐμβάλλω] *μαρτυρίας — εἰς ἐχίνους* 129,13, cf. ibid. 21. *εἰς ἐνέβαλλε τὴν ψῆφον* 135,20. *ἐμβάλλεται — τὰ πινάκια* 151,4. *βάλανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται* 151,6. Cf. 153,12. sq. Alia exempla in fragmento p. 153. — Med. *εὔθυναν — ἐμβαλέσθαι* 121,17. — Intransitive *οὐδ' εἰς τὴν ἀ[γορ]ὰν δ[έδοται] ἐμβαλεῖν αὐτῷ* 143,4.

ἐμβιβάζω] *ἐνεβίβασεν εἰς τὰς ναῦς* 49,11.

ἐμμένω] *τοῖς ὅρκοις ἐμμένειν* 97,1. Absolute *κἂν — ἀρέσκῃ τὰ γνωσθέντα καὶ ἐμμένωσιν* (sc. *τούτοις*) 129,12.

ἔμμηνοι δίκαι] 127,21 sq. 129,2,4.

ἐμπήγνυμι] *ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα* 153,6.

ἐμπήκτης] 153,6,9. 155,1.

ἐμπορία] *ἀποδημία κατ' ἐμπορίαν ἅμα καὶ θεωρίαν* 19,10.

ἐμπορικός] *ἐμπορικὰς δίκας* 145,6.

ἐμπόριον] *ἐμπορίου ἐπιμελητὰς — τῶν ἐμπορίων ἐπιμελεῖσθαι καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ σιτικὸν ἐμπόριον* 127,8-10.

ἔμπορος] *τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν* 127,10.

ἔμφρων] *τῇ φύσει πολιτικὸς καὶ ἔμφρων* 35,15.

ἐν] passim. *τοὺς μύδρους ἐν τῷ πελάγει* (= *εἰς τ. π.*) *καθεῖσαν* 51,4. *ἐν κόσμῳ* 59,22. *ἐν ᾧ* 29,22 al. De tempore *intra*: *ἐν πέντε ἔτεσιν* 119,11.

ἐναγής] *διὰ τὸ δοκεῖν εἶναι τῶν ἐναγῶν* 41,14. *ἵνα — γένοιντο ἐναγεῖς* (?) *ἀνελόντες τοὺς ἀναιτίους* 37,16.

ἐναγίσματα] 143,11.

ἐναντίος] *τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες* 85,7. *δύο τὰ ἐναντιώτατα ποιοῦσιν* 83,7.

ἐναντίον] *coram*, *τῆς βουλῆς* 117,15,19. 119,2 (?). 121,1. in decreto 67,1.

ἐναντιοῦμαι] *ἀμφοτέροις ἠναντιώθη* 19,17. *ἐναντιωθέντες* 81,18.

ἐνδείκνυμι] *ἐνδείκνυται* (= *εἰσαγγέλλεται*) *κατὰ τὸ δικαστήριον εἰσαγγελίᾳ* 151,11. *τό τε πρότερον ὀφείλημα ἐφ' ᾧ ἐνεδείχθη* 151,14.

ἔνδειξις] *ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς ἕνδεκα* in decreto 63,19. *τὰς ἐνδείξεις εἰσάξοντας* 127,18; cf. ibid. 19.

ἐνδέχεται] *οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις* 35,2.

ἔνδημοι] *ἀρχαί* opp. *ὑπερόριοι* 51,19.

ἔνδοξος] 133,1.

ἕνεκα] = *propter* in lege Solonis (?) 81,14. cf. 135,27.

ἐνδύω] *θώρακα ἐνδεδυκώς* 77,3.

ἐνιαυτός] passim. *κατ' ἐνιαυτόν* 5,16. 65,4.

ἐνιαύσιος ἀρχή] 5,19.

ἔνιοι] 5,7 et passim. *ἔνια* 57,7.

ἐνίοτε] 111,6.

ἐνίσταμαι] *ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος* 83,13. *τὴν ἐνεστῶσαν* (praesentem?) *φιλονικίαν* 9,23. In papyro saepius confusum videtur cum *συνίσταμαι*, ut *ἔχθρας ἐνεστώσης* 11,8, *ἐνέστη φιλία* 35,10, *πόλεμος* 57,11 et fortasse *ἐνεστήσατο τὴν νῦν οὖσαν πολιτείαν* 97,15.

ἕνος] *τοὺς ἱππάρχους τοὺς ἕνους* 9,1.

ἐνοχλῶ] 19,8.

ἔνοχος] *γραφῇ παρανόμων* 115,16.

ἐνσημαίνομαι] ἔν τε τοῖς ἄλλοις ἐνεσημαίνε(το) τὸ πικρόν 35,20.

ἐνταῦθα] 7,2. 133,14. al.

ἐντεῦθεν] 137,1.

ἐντός] ἐντὸς Γεραιστοῦ καὶ Σκυλλαίου 49,4 (cf. adn.). ἐντὸς χιλίων (sc. δραχμῶν) 129,18, ubi opponitur ὑπὲρ χιλίας. In lege τοὺς ἐντὸς τριῶν μνῶν κεκτημένους 123,25. ἐντὸς τριῶν ἡμερῶν ἀφ' ἧς ἔδωκε τὰς εὐθύνας 121,15. ἐντὸς δέκα σταδίων 125,13.

ἐντυγχάνω] φιλανθρώπως τῷ Ἱππίᾳ 37,4.

ἐξ] passim. πρῶτος ἦρξεν ἐξ αὐτῶν 27,13. τῆς στρατείας γιγνομένης — ἐκ καταλόγου 55,11. — ἐξ οὗ, *ex quo* 145,23. ἐκ Παναθηναίων εἰς Παναθήναια 107,12.

ἐξάγω] τὴν στρατιὰν ἣν ἐξήγαγον 83,14.

ἐξαίρω] ἐξαράμενος τὰ ὅπλα πρὸ τῶν θυρῶν 27,13.

ἐξαλείφω] saepius. τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειψαν 97,6. τοὺς ἐξομνυμένους τῶν — ἐγγεγραμμένων — ἐξαλείφουσι 123,14. τοὺς μὲν ἐξήλειφον — τοὺς δ' ἀντενέγραφον 83,11.

ἐξαπατῶ] ἐξαπατηθέντος τοῦ δήμου 75,9. ἐξαπατηθέντες ὑπὸ Κλεοφῶντος 77,1. ἐὰν ἐξαπατηθῇ τὸ πλῆθος 61,2. Cf. annot. ad 59 extr.

ἐξαπορῶ] ἐξαπορησάντων (?) τοῖς πράγμασι 49,10.

ἐξελαύνω] absolute (sc. ἐκ τῆς πόλεως) 47,2. ἐξηλάθη βίᾳ ἐκ τῆς ἀρχῆς 25,12.

ἐξελέγχω] ἵνα μὴ — ἐξελέγχωσι τοὺς νεοπολίτας 43,19. κἂν μέν τινα κλέπτοντα ἐξελέγξωσιν 131,19.

ἐξεργάζομαι] Passive ἐξειργασμένα 117,3.

ἐξέρχομαι] ἐξῄει πολλάκις εἰς τὴν χώραν 31,17. ἄρχειν τὸν [ἐξι]όντα ἐνιαυτόν in decreto 69,3. — De militibus συνέβαινε τῶν ἐξιόντων ἀνὰ δισχιλίους ἀπόλλυσθαι 55,13. ἐὰν ἐξίωσιν 147,12. Cf. ἔξοδος. — πρὸ τοῦ πάντας [ἐξ]ελθεῖν ex urna scil. (= λαγχάνω) 9,6.

ἔξεστι] 9,11 et saepe. Cf. Attractio. — ἐξόν 11,21. 19,17 al.

ἐξετάζω] ἐξετάζειν τὰ γένη 43,8. ἐξετάζει (ἡ βουλή) τὰ οἰκοδομήματα τὰ δημόσια πάντα 117,7.

ἐξέτασις] τὴν βουλὴν — ποιήσασαν ἐξέτασιν ἐν ὅπλοις 69,2 in decreto.

ἐξευρίσκω] γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών 27,25.

ἐξηγοῦμαι] τοὺς νόμους 19,11.

ἔξοδος] 31,19.

ἐξοίκησις] 93,6. 97,12.

ἐξοικῶ] ἐξοικεῖν ἔχειν Ἐλευσῖνα 91,9. ἐξοικεῖν τοὺς ἐθέλοντας 95,3. τὴν ἀπογραφὴν εἶναι τοῖς βουλομένοις ἐξοικεῖν 93,5. ἐπινοούντων μὲν ἐξοικεῖν 95,8. τοὺς Ἐλευσῖνι ἐξοικήσαντας 97,12.

ἐξόμνυμαι] τοὺς ἐξομνυμένους — μὴ δυνατοὺς εἶναι — ἱππεύειν 113,13, cf. ibid. 15 sq. τὰς μαρτυρίας 135,25.

ἐξοπλισία] 29,18. (Papyri lectionem ἐξοπλασίαν titulorum ope tuetur Kontos Ἀθηνᾶ III, 359.)

ἐξουσία] 11,24. 101,5.

ἐξορύττω] ἐλάαν 145,22.

ἔξω] γίγνεσθαι τῆς πολιτείας 85,9.

ἔξωθεν] τοὺς δ' ἀντενέγραφον τῶν ἔξωθεν 83,12.

ἑορτή] 139,6.

ἐπαγγέλλομαι] ἐπαγγειλάμενος ὡς ἄλλους μηνύσων 37,19.

ἐπαινῶ] 33,7 (?). διὰ τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν 91,2.

ἐπάν] pro ἐπειδάν paucis locis vitiose pap.

ἐπάναγκες] τοῖς δημόταις ἐπάναγκες (sc. ἐστιν) ἐγγράφειν 103,14. In decreto ἐπάναγκες εἶναι τοὺς πρυτάνεις — ἐπιψηφίζειν 63,13.

ἐπαναφέρω] οὐδὲν ἐπαναφέροντες τοῖς πεντακισχιλίοις 75,1.

ἐπαναχωρῶ] ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον 87,6.

ἐπανίσταμαι] ἐπαναστὰς τῷ δήμῳ 27,7. In lege ἐάν τινες τυραννεῖν ἐπανιστῶνται 33,19. Similiter cum Inf. coniungit Andocid. de Myst. § 97, ubi ἐπὶ τῷ inseri iubet Lipsius.

ἐπανορθῶ] ὡς ἐπανορθοῦντες — τὴν πολιτείαν 81,1.

ἐπεί, ἐπειδάν] passim, rarius ἐπειδή, quod legitur 19,7. 149,9.

ἔπειμι] ἐφ' ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ

καταγνωσις] εἰσάγουσι — τὰς καταγνώσεις τὰς ἐκ τῆς βουλῆς 145,5. In decreto τὰς καταγνώσεις — εἰσάγειν 115,3.

κατάγω] exulem 27,23,24.

καταδείκνυμι] πρώτου καταδείξαντος (τὸ δεκάζειν sc.) Ἀνύτου 59,3.

καταδέχομαι] κατεδέξαντο — τοὺς ὠστρακισμένους 49,2.

κατακλῄω] κατακλῄσας τὸν Ἱππίαν εἰς τὸ — τεῖχος 39,25. κατακλῃσθεὶς ὁ δῆμος ἐν τῷ ἄστει 57,11.

κατακούω] absolute οὐ φασκόντων δὲ κατακούειν 29,20.

κατακυρῶ] κατεκύρωσε τοὺς νόμους εἰς ἑκατὸν ἔτη 13,5. τὰ σύμβολα — <κατα>κυροῦσι 145,8. τὰ τέλη κτέ. — κατακυροῦσιν 117,19. Cf. 119,3.

καταλαμβάνω] καταλαβόντος Θρασυβούλου — Φυλήν 83,13. καταλαβόντων — τὴν Μουνιχίαν 87,5. Absolute χρείας καταλαβούσης 5,6.

καταλέγω] 83,3. 121,6. 123,9 sq. τοὺς δὲ κατειλεγμένους καλοῦσι 123,15. τοὺς πεντακισχιλίους 63,32 (in decreto). τοὺς τριηράρχους 147,16.

κατάλογος] τῆς στρατείας γενομένης ἐκ καταλόγου 55,12. τὸν κατάλογον — ὑπερεβάλλοντο 83,9. τοῦ καταλόγου μετέχοντας 85,4. εἰσφέρουσι τὸν κατάλογον (equitum) 123,11.

κατάλυσις] ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους 17,2. ἐπὶ καταλύσει τῆς πολιτείας 53,16. τὴν τῶν τυράννων κατάλυσιν 25,27. 43,5. 99,12. τὴν τῶν τετρακοσίων κατάλυσιν 75,5. Cf. 73,11. τὴν τοῦ πολέμου κατάλυσιν 87,9.

καταλύω] passim de *abrogando* imperio: καταλύειν τὴν τυραννίδα 39,3. καταλυθείσης τῆς τυραννίδος 41,7. 59,12. κ. τὴν βουλήν 41,16. 53,15. 99,15. ἡ βουλὴ κατελύθη 71,2. πάσας τὰς πολιτείας καταλύειν 61,13. τὴν δυναστείαν 83,3. τὸ κῦρος 81,1. τοὺς τριάκοντα 87,8. τοὺς τετρακοσίους 73,8. τοὺς δέκα 89,7. c. Gen. μὴ καταλυθῶσι τῆς ἀρχῆς 87,13. — ἡ κρίσις καταλέλυται 145,24. κατέλυσε dubium 59,25. — Med. κατελύοντο τὸν πόλεμον 71,12.

καταπάλτης] καταπάλτην ἀφιέναι 105,10.

καταπαύω] τὴν ἐνεστῶσαν φιλονικίαν 9,22.

καταπλέω] τοῦ σίτου τοῦ καταπλέοντος 127,9.

καταπλήττω] καταπλαγεὶς καθίζει — ἐπὶ τὸν βωμόν 53,19. καταπλαγεὶς ὁ δῆμος ἠναγκάσθη κτέ. 79,3. κατ[απλῆξ]αι τοὺς ἄλλους 87,13.

καταρρυπαίνω] ἑαυτόν 11,24.

κατασημαίνω] κατασεσημασμένα τὰ ὀνόματα 123,12. τούτους (sc. τοὺς ἐχίνους) κατασημηνάμενοι 129,15.

κατασιωπῶ] ὅσοι εἰδότες κατασιωπῶσιν 27,12.

κατασκάπτω] τεῖχος 85,6.

κατασκευάζω] *instituo*, δικαστάς 31,17. τοῦτο 37,14. μισθοφορὰν τοῖς δικαστηρίοις 57,24. ὀλιγαρχίαν 85,7. — *Reddo*: βίαιον τὴν ἀρχὴν καὶ τῶν ἀρχομένων ἧττω 83,8. — *Instruo*: αὐτό (sc. τὸ Πολεμαρχεῖον) 7,5.

κατασκευή] πομπῆς 139,3.

κατάστασις] τῆς πολιτείας 103,4. τῶν τετρακοσίων 101,2. De tyrannide 27,20. Absolute de civitatis forma 45,13. 99,5 (?). τὴν τοῦ νομίσματος κατάστασιν 19,1. εἰς ἐπιτροπῆς κατάστασιν 139,15. — Equitum κατάστασις 123,1 (?).

κατατραυματίζω] κατατραυματίσας ἑαυτόν 27,4.

καταφατίζω] ἀναθήσειν ἀνδριάντα χρυσοῦν 13,3.

καταφεύγω] εἰς τὴν ἀκρόπολιν 41,19.

καταχαρίζομαι] ἐδόκουν γὰρ οὗτοι καταχαρίζεσθαι τὴν κρίσιν 123,21.

καταχειροτονία] leg. ἀποχ. ? 143,21.

κατέρχομαι] de exulibus: τῶν φυγάδων οἱ — κατελθόντες 77,11. τὶς — τῶν κατεληλυθότων 95,15. κατελθεῖν τοὺς ἀπὸ Φυλῆς 89,5. κατελθεῖν τὸν δῆμον 89,10. τῶν ἐκ Πειραιῶς κατελθόντων 91,5.

κατέχω] *cohibeo*, τὴν ὀργήν 35,19. ἑαυτόν 37,22. κατεῖχον τὴν πόλιν δι' αὐτῶν 79,11. — *Retineo*: βουλόμενος κατασχεῖν αὐτούς 95,10. — *Potior, occupo, teneo*: τὴν ἡγεμονίαν 51,9. τὴν ἀκρόπολιν 27,8. τὴν ἀρχήν 35,4,12. τὴν τυραννίδα 29,16. 41,5. τὰ πράγματα 41,23. Absolute (nisi quid excidit) 29,7.

κατήγορος, κατηγορία, κατηγορῶ] c. G. passim, ut 135,15 sq. — Nota κατηγόρησε τὰς εὐθύνας Κίμωνος 57,5 et cf. Dem. 19 § 81.

κατοικῶ] saepius, velut 49,4 et in decreto 93,9,10.

κατοικοδομῶ] *aedificando obstruo*, *τὰς ὁδούς* 125,14.

κελεύω] 15,8 et passim.

κέρδος] *εὐδιαφθορώτεροι κέρδει καὶ χάρισιν* 101,10.

κηδεστής] *Κίμωνος* 59,18.

κῆρυξ] *κήρυξι καὶ πρεσβείαις* 67,2. 111,5. Cf. 111,7. 149,15. 161,5,7 (?).

κηρύττω] *per praeconem edico*, *τῶν στρατηγῶν — κηρυξάντων σῴζειν ἕκαστον ἑαυτόν* 49,10. *ὁ ἄρχων — κηρύττει* 137,7. — De ipso praecone [*ὁ κῆρυξ κηρ*]*ύττ*[*ει*] 161,8.

κιβώτιον] 151,3 sq. 153,3,6,7,8. 155,5,8.

κιθαρίστρια] 123,10.

κίνδυνος] 87,7.

κινῶ] *τὴν αἵρεσιν οὐκ ἐκίνουν* 55,17. *βουλόμενος μήτε ταῦτα κινεῖν μήτε κτἑ.* 19,9.

κλέπτης] 127,13.

κλέπτω] 131,19.

κλῆμα] (opp. *στέλεχος*) 145,25.

κλῆρος] 17,15. 107,5. 109,14. Vid. *ἐπίκληρος*.

κληρῶ, *κληροῦμαι*, *κληρωτός*] passim. Cf. 9,4,6. 15,1,3,5,6,8. 55,19. al. *τριττῦς ἐκλήρωσε τρεῖς εἰς τὴν φυλὴν ἑκάστην* 43,16.

κληρωτήριον] 151,2. 153,9,10,11.

κλῇς] Acc. plur. 111,12.

κλοπή] 131,19.

κοινός] passim. *εἰς τὸ κοινόν* 105,13. *τὰς κοινὰς λῃτουργίας* 57,16. *τὰ κοινά* saepius, ut 17,16. 27,18. 31,4,14. 51,8 (*τοῖς τὰ κοινὰ πράττουσι*) et 53,2 (*τούτοις ἀπὸ τῶν κοινῶν ἡ διασίτησις ἦν*). De Solone *μέτριον — καὶ κοινόν* 11,20. — *ἰδίᾳ καὶ κοινῇ* 97,4. *εἵλοντο κοινῇ διαλλακτὴν Σόλωνα* 9,17. *κοινῇ παραινεῖ καταπαύειν* 9,22. *κοινῇ διῴκησαν* 49,21. *ἀπέδοσαν κοινῇ* 97,7. *κοινῇ πέμπουσιν* 141,4.

κοινωνικαὶ δίκαι] 127,25.

κοινωνῶ] c. G. 11,16. 27,1. 37,3. 85,5,8 al.

κολάζω] 7,11. al. Vid. *ζημιῶ*.

κόλπος] *τὸν Θερμαῖον κ.* 29,9.

κομίζω] de militibus 35,11. de frumento 127,11. — Med. *κομίσασθαι τὰ χρήματα παρὰ τῶν δανεισαμένων* 47,19.

Comparativus] Abstinet noster a formis *πλείονα* (*-ες -ας*) *μείονα* (*-ες -ας*) *μείζονα* (*-ες -ας*) sim., sed ubique utitur contractis. — *μείζων*, *iusto maior*, 47,12. Vid. *δεσποτικῶς*.

κοπρολόγος et *κόπρος*] *ὅπως τῶν κοπρολόγων μηδεὶς ἐντὸς δέκα σταδίων* <*ἀπὸ?*> *τοῦ τείχους καταβαλεῖ κόπρον* 125,12.

κορυνηφόροι] Pisistrati 27,7.

κόσμος] *τῶν ἄλλων ἐν κόσμῳ λεγόντων* 59,22. *τὸν ἄλλον κόσμον* templi Minervae 117,15.

κρατῶ] *ἔχειν καὶ κρατεῖν* 137,8. *τὸ τῆς γῆς μὴ κρατεῖν* 3,14. et passim sim. *οἱ δῆμοι κρατήσαντες* 97,11. *ὁ δῆμός ἐστιν ὁ κρατῶν* 101,7.

κριθαί] 127,5.

κρίνω] 15,11. *τὰς χειροτονίας κρίνουσιν* proedri 113,4. *ἔκρινε — τὰ παραδείγματα καὶ τὸν πέπλον ἡ βουλή* 123,20. et saepe. Passim *iudicandi* sensu, ut 17,2. *κρίνεσθαι Μηδισμοῦ* 53,14. Cf. 59,3. 75,7. 113,4.

κρίσις] passim, ut 5,18. 17,18. 101,8. *ἀμφισβήτησις τῆς κρίσεώς ἐστιν* 61,11. *οὐ κυρία δ' ἡ κρίσις ἀλλ' ἔτ' ἐφέσιμος εἰς τὸ δικαστήριον* 115,7. *καταχαρίζεσθαι τὴν κρίσιν* 123,22. *ἡ δὲ κρίσις καταλέλυται* 145,24 sq. *κρίσεως ἐν δικαστηρίῳ γενομένης* 113,16.

κτείνω] (= *ἀποκτείνω*) verbum legale: *κτεῖναι ἢ τρῶσαί τινα* 93,12 et 141,19.

κτίζω] 45,3.

κτῶμαι, *κέκτημαι*] 7,19 et passim.

κυαμεύω] *εἶτ' ἐκ τούτων κυαμεύειν* 15,6. *ἐκυάμευσαν τοὺς ἐννέα ἄρχοντας* 47,6.

κύαμος] *τὴν εἰληχυῖαν τῷ κυάμῳ βουλήν* 71,4. *τοὺς ἀπὸ κυάμου δισχιλίους ἄνδρας* 51,22.

κύβος] iudicialis 153,10 sq. 155,1.

κύρβεις] *οἱ* Solonis 13,1.

κύριος] absolute *ὅ τι ἂν οἱ δικασταὶ ψηφίσωνται, τοῦτο κύριον εἶναι* 115,5 in decreto. Cf. 121,24. *οὐ κυρία δ' ἡ κρίσις ἀλλ' ἔτ' ἐφέσιμος εἰς τὸ δικαστήριον* 115,7. *ἔτι γὰρ ὁ νόμος κύριός ἐστιν* 117,13. cf. 121,24 (?) 129,3. Passim c. Inf., ut 7,7. 15,23 al. (63,29 in decreto), 113,12. 115,13. 131,4. 139,20, aut c. Gen., ut 11,9. 17,12. 35,15. 101,6. al.; locos nostri huc pertinentes collegit Kontos *Ἀθηνᾶ* III p. 308 sq., locis e Thucydide Platone Polybio et titulis Delphicis defendens p. 85,10

ὁ νικήσας, qui psephisma pertulit 115,17. De absoluto in iudicio ἐὰν δὲ νικήσῃ 103,13. de alterutro litigantium causa vincenti 161,12.

νομίζω] 11,27. 37,4. 61,24 al.

νόμιμος] 137,18 (?). Vid. εἴργω.

νόμισμα] 19,5. τὴν τοῦ νομίσματος κατάστασιν 19,1.

νομοθεσία] 17,22.

νομοθετῶ] 15,9. 19,19. al.

νόμος] passim. κατὰ τοὺς νόμους 9,10. 33,9. 121,4. 135,26. 141,16. Vid. τίθημι, εἰσφέρω, καθαιρῶ. γραφὴ (τοῦ) νόμον μὴ ἐπιτήδειον θεῖναι 143,23.

νομοφυλακῶ] 15,20. Plurima verba decomposita desinentia in -φυλακῶ comparavit Kontos Ἀθηνᾶς III 325 sq.

νόσος] in lege Solonis (?) 81,4.

νοσῶ] ἀπέθανε νοσήσας 33,21. — Metaph. τὰ πράγματα νοσοῦντα 11,25. διετέλουν νοσοῦντες 25,17.

-νυμι] Verba in -νυμι passim flectuntur ut verba in -ύω, velut ὀμνύουσι 5,9,13.

νῦν] 7,1 et passim. ἔτι καὶ νῦν γάρ 7,1. καὶ νῦν 7,14. τὸ νῦν εἶναι 67,18 in decreto. Opp. πρότερον μὲν — νῦν δέ 115,12 sq. 133,3. 135,8,20. 147,10. ποτε — νῦν δέ 123,20. τὸ μὲν ἐξ ἀρχῆς — νῦν δέ 133,24. νῦν δ' praegresso nudo imperfecto 127,2.

νύξ] νύκτα καὶ ἡμέραν 111,11.

ξενίας γραφή] 145,1.

ξένος] 141,15. καίπερ ὄντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν 39,18. Cf. 41,13.

ξηρός] μέτρα — ξηρῶν καὶ ὑγρῶν 13,14.

ξύλινος] ἀμφορεύς 161,2.

ὁ] Vid. Articulus.

ὀβολός] 59,26. 63,25. 103,1. 105,12 al.

ὅδε et οὗτος] diligentissime noster distinguit, haud aliter quam τοιοῦτος et τοιόσδε, τοσοῦτος et τοσόσδε sim., ὧδε et οὕτω. Post ὅδε saepius librarius omisit articulum in formula τόνδε τὸν τρόπον, ut 13,6 (ubi vid.).

ὁδός] 125,14 sqq. 131,15.

ὀδύνη] ὅσα κακὰ καὶ ὀδύναι 31,23.

ὅθεν] *unde* 11,18. 13,4. 15,5 al. — *Quapropter* (= διό) addito καί 5,6. 35,10. 43,19. Non subsequitur καί 39,8. 43,7, sed ultimo loco fortasse transponendum ὅθεν καὶ ἐλέχθη.

οἷ] (ms. οὐ) 53,17.

οἶδα] passim.

οἰκεῖος] = ἴδιος: ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα 13,13. προστιθέασι τῶν οἰκείων 97,11. — Adv. πρὸς τὸν Θηραμένην οἰκείως εἶχον 83,2.

οἰκέτης] 141,14.

οἴκημα] τὰ πλησίον οἰκήματα τοῦ Θησείου 31,1.

οἰκία] saepius. ἐὰν οἰκίαν λαμβάνωσι Ἐλευσῖνι 91,17. τὰ χωρία καὶ τὰς οἰκίας 119,9. cf. 127,17. — *Familia* 41,15.

οἰκίζω] 29,9.

οἰκοδομῶ] 39,15.

οἰκοδόμημα] 117,7.

οἶκος] μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν 139,22.

οἰκουρῶ] ὅταν οἰκουρῶσιν οἱ μύσται 137,22.

οἰκῶ] cum Acc. 47,4. Cum praep. ἐν 43,18. 51,7 saepius.

οἴομαι] 17,16. 19,15 al.

οἷον] *exempli gratia*, 81,2. 141,16. — οὐχ οἷον = οὐ μόνον οὐκ, οὐχ ὅπως 97,10 (si locus sanus).

ὀλιγαρχία] τὴν ὀλιγαρχίαν ἐζήλουν 25,23. χειροτονεῖν τὴν ὀλιγαρχίαν 79,3. ὀλιγαρχίας ἐπεθύμουν 77,11. τὴν προτέραν ὀλιγαρχίαν 85,7. τὴν ἐπὶ τῶν τριάκοντα ὀλιγαρχίαν 129,8. ἡ ὀ. τοῦτον κατέστη τὸν τρόπον 71,5. alibi.

ὀλιγαρχικός] ἦν — ἡ πολιτεία ὀλιγαρχική 3,6. προσθεμένου τοῖς ὀλιγαρχικοῖς 79,2.

ὀλίγος] saepe. οἱ ὀλίγοι: τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις 9,15.

ὀλιγωρῶ] τούτων μὲν ὠλιγώρησαν 83,8.

ὅλος] 73,6 al. ἐκ τῆς φυλῆς ὅλης 149,7.

ὅλως] 11,5. 25,16.

ὁμιλία] 31,9 (?). 33,14.

τῆς παρούσης πολιτείας 85,5. τῶν Πελοποννησίων τῶν παρόντων 89,3. πρὸς τὰ παρόντα 147,17. ἐν τῷ παρόντι καὶ εἰς τὸ μέλλον 11,10. ἐν τῷ παρόντι καιρῷ 67,9. Adde 89,3.

παρενοχλῶ] οὐδὲν τὸ πλῆθος παρ<ην>ώχλει 33,3.

παρέργως] ἀποφαινομένοις 61,12.

παρέρχομαι] τῶν δὲ παρεληλυθότων μηδενὶ πρὸς μηδένα μνησικακεῖν ἐξεῖναι 93,13. ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς — τόπους 29,10. εἰς τὴν Ἀττικὴν 39,25.

παρέχω] παρέχει (-χεται?) δ' ἐν μέρει ἑκατέρα τῶν φυλῶν τοῦτον 137,15. — Med. τοῖς ὅπλα παρεχομένοις 7,18 (cf. 21). τοὺς μάρτυρας 135,15. τὰ τιμήματα 95,3.

παρίστημι] παρίσταται ἵππος 13,20.

παροξύνω] 27,21. 35,22. 37,21.

παροργίζω] ἐξαπατηθέντος τοῦ δήμου διὰ τοὺς παροργίσαντας 75,9. Activum hucusque apud Atticos nondum repertum. — παροργισθέντες (ms. προσοργ.) τῷ γενομένῳ 39,22.

παρορῶ] εἰ μή τι παρεωρᾶτο τῶν ἐν τοῖς νόμοις 55,22. τὰ δόξαντα — παρεώρων 79,7.

παρρησία] 83,1.

Particulae] Genere scribendi usus simplicissimo et ab omni affectu alieno hic scriptor in particulis adhibendis tam parcus est quam alius vix quisquam Prorsus enim abstinens a voculis γε et γοῦν, a particula τοι excepto μέντοι — quod certa Kenyonis coniectura semel legitur 61,12 μέντοι τοῖς pro μεν τοισ —, a vocula περ praeterquam in καίπερ, καθάπερ, ὥσπερ, ὅσοσπερ et in ὅσπερ, quod in primis post ὁ αὐτός est perfrequens, non magis adhibuit nudum μήν, cui tantummodo locum concessit in formulis οὐ μὴν ... ἀλλά et οὐ μὴν ἀλλὰ (καί) — nam ἦ μήν est semel tantum in decreto —, sed solis particulis proprie ita dictis ἄν et μέν, quarum haec aut opposita vocula δέ (semel tantum, si sana lectio, 121,20 non respondet ei haec coniunctio) aut in formula creberrima μὲν οὖν occurrere solet, frequentissime usus est neque enim admodum crebra est vocula δή, quae paucis locis post pronomen demonstrativum et post superlativum, praeterea in ἐπειδή, quod rarum, et in ἐπειδάν, quod frequens est, inque formula rara et ipsa τε — καὶ δὴ καί reperitur. His autem si addideris coniunctiones hasce: ἀλλά (οὐ μόνον — ἀλλὰ καί et οὐχ οἷον [ὅπως?] ἀλλὰ καί 97,10), δέ (οὐδέ, μηδέ, ἅμα δέ, ἔτι δέ, μετὰ δὲ ταῦτα, διὰ τοῦτο δέ, πρὸς δὲ τούτοις, sim.), ἤ (πότερον — ἤ et εἰ — ἤ), καί (τε — καί), τε in ἅτε, ἐφ' ᾧτε, ὥστε, οὔτε — οὔτε, μήτε — μήτε, γάρ, οὖν (quod in sola formula μὲν οὖν reperitur quae res premit coniecturam 109,9 propositam reliquis autem conclusivis ἄρα, τοίνυν, τοίγαρ cett. noster abstinet), εἶτα, ἔπειτα, ὅθεν, cui saepius, διό, cui semper adhaeret vocula καί, ἐπεί, ἐπειδή, ἐπειδάν, εἰ (εἰ μή, εἰ δὲ μή, cui formulae ἐὰν μέν vel κἂν μέν antecedere solet), ἐάν (ἐάν τε — ἐάν τε, κἄν), ὅτε, ὅταν, πρίν (πρὶν ἄν), ἕως (ἕως ἄν), ὅτι, ὡς, ὥστε, ὅπως (ὅπως μή, pro quo numquam ponitur simplex μή, quod iungitur cum verbis timendi), ἵνα (ἵνα μή), has igitur si addideris, habebis fere omnes voculas formulasque quibus in hoc libro sententiae copulantur et distinguuntur.

παρωνύμιον] ᾧ π. ἦν Θετταλός 35,7.

πᾶς, ἅπας] passim.

πάσχω] παρὰ τῶν ἀντιστασιωτῶν ταῦτα πεπονθώς 27,5. τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι 147,20. 151,12. [ὅ τ]ούτο παθὼν ἀδόκιμός ἐστιν 123,4.

πατρικός] τιμωμένων διὰ τὰς πατρικὰς δόξας 55,13.

πατρικῶς] π. χρωμένων τῇ πόλει πάσῃ 61,10.

πάτριος] πάτριος (?) ἀρχὴ 5,4. τὴν πάτριον πολιτείαν 77,9,13. 79,13. πατρίους θυσίας 141,6. τὸ μηδὲν τῶν [πατ]ρίων τὸν ἄρχοντα διοικεῖν — ἀλλὰ καινά τινα ἐπίθετα 5,13. κατὰ τὰ πάτρια 45,5. 67,10. 91,12. 93,11. τοὺς πατρίους νόμους, οὓς Κλεισθένης ἔθηκεν 63,8.

πατρίς] 19,19.

πατρόθεν] προσαγορεύειν 43,18. τὸ ὄνομα τὸ ἑαυτοῦ πατρόθεν 151,17.

πατρῷος] Ἀπόλλων 135,12. τὰ πατρῷα 139,13 (?).

παύομαι] cum Part. τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι 11,29. πέπαυται μισθο-

συγγράφω] *συγγράψειν ἃ ἂν ἡγῶνται βέλτιστα εἶναι τῇ πόλει* 63,3 in decreto. *ταῦτα συνέγραψαν* 65,1.

συγκαθίστημι] *ἐπὶ τυραννίδι* [*συνωμοσίαν*] 33,19. *ἐν ἑταιρείᾳ οὐδεμιᾷ συγκαθεστῶτες* 77,12.

συγκατέρχομαι] *τοῖς ἐκ Πειραιῶς συγκατελθοῦσιν* 95,14. — Vid. *κατέρχομαι*.

συγκλῄω] *εἰς τὰ — οἰκήματα* 31,1.

συγχωρῶ] *παρανομούσαις* (sc. *πολιτείαις*) *οὐ συγχωρῶν* 61,15. *τὰ συγκεχωρημένα* 119,1.

συκοφάντης] saepius, ut 81,5,7. *συκοφαντῶν προβολαί* 109,17.

συκοφαντίας γραφή] 145,2.

συλλαμβάνω] *ὕστερον συλληφθείς* 37,8. *συλλαβόντες Δημάρετον — ἀπέκτειναν* 89,1.

συλλέγω] *εἰς τὴν ἐκκλησίαν συλλεγέντες κατὰ φυλάς* 105,1. *οὐ συλλεγομένων εἰς τὴν ἐκκλησίαν* 101,12. De pecuniis 119,16, de oleo 145,19. 147,1.

σύλληψις] *τί δρᾶσαι πρὸ τῆς συλλήψεως* 37,5.

συμβαίνω] *συνέβη* (*συνέβαινε* 37,24. 85,8) c. Inf. 3,5. 11,13. 19,12. 31,15. 35,17. et passim. *συνεβεβήκει γὰρ αὐτοῖς γεγονέναι πένησιν* 25,18. *συμβῆναί φασι* (*Πεισιστράτῳ*) *τὸ περὶ τὸν — γεωργοῦντα* 31,20. Vid. *συμπίπτω*. (Sine infinitivo pap. *διὰ τὸ συμβῆναι κατ' αὐτὸν ταραχώδεις τὰς πολιτείας* 61,11.). In decreto *ἐὰν δὲ μὴ συμβαίνωσιν ἀλλήλοις* 93,1.

συμβάλλω] Med. *συνεβάλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς ὁρμῆς τοῖς Λάκωσιν — ἡ φιλία* 39,18.

σύμβολον] *τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις* 145,8. *δίκαι ἀπὸ τῶν συμβόλων* 145,9. — *Iudicum*: *παραλαμβάνει* (index) *σύμβολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος — τὴν ἀρχήν* 155,13. Cf. 161,14.

συμβουλεύω] *συμβουλευόντων τινῶν τῷ δήμῳ διανείμασθαι τὸ ἀργύριον* 47,16. Cf. (9,21?) 37,21. 51,6. 63,4,17. 65,15 al. — Med. in decreto *συμβουλεύεσθαι μετὰ τῆς βουλῆς* 69,4.

σύμβουλος] 49,20.

συμμαχία] saepius. *τὴν πρὸς βασιλέα σ.* 61,20. Significat *decretum de societate* 133,2.

συμμαχικὸν] *τὸ* in decreto 91,15.

συμμάχομαι] *συνεμαχέσαντο τὴν — μάχην* 35,13.

σύμμειξις] *τῆς τοῦ βασιλέως γυναικὸς — γίγνεται τῷ Διονύσῳ* [*καὶ ὁ γάμος* del.] 7,2.

συμμορία] 147,15.

σύμπας] 41,6.

συμπείθω] 41,13. *συνέπεισε τὸν δῆμον* 27,4. *συμπεισθέντων τῶν πολλῶν* 61,23. *συμπείθειν τὸν κεκτημένον* 91,17.

συμπίπτω] *συνέπεσε* c. Inf., ut *συνέβη*, passim. Vid. 41,2. 43,12. 55,7. 97,2 al.

συμπολεμῶ] *βασιλέα — ἑαυτοῖς συμπολεμήσειν* 61,24. *ὅσοι μετὰ τῶν τριάκοντα συνεπολέμησαν* 95,7.

συμπροθυμοῦμαι] cum D. 29,12.

συμφέρω] *ᾗ ἂν ἡγῶνται* [*συμ*]*φέρειν* in decreto 67,15.

συμφορά] *ὕστερον μετὰ ταύτην τὴν συμφοράν* 39,9. Cf. 61,18. 73,7. *ταῖς προγεγενημέναις συμφοραῖς* 97,5.

συμφωνῶ] *συμφωνοῦσι πάντες* 21,1.

σύν] Ab huius praep. usu cum reliquis Atticis scriptoribus pedestribus huius aetatis fere abstinet, usurpans constanter *μετά*. Semel utitur: *τά σύμπαντα* (*ἔτη*) *σὺν οἷς ὁ πατὴρ ἦρξεν* 41,7, sed ibi vert. *rationi inclusis*.

συνάγω] *τὴν βουλὴν καὶ τὸν δῆμον* 109,5. Cf. 111,15.

συναγωνίζομαι] *συναγωνιζομένων Καλλιβίου κτἑ.* 89,2 et *συναγωνιζομένων — τούτων* 89,10.

συναθροίζω] *συναθροισθέντος τοῦ πλήθους* 41,18. *συναθροισθείσης τῆς βουλῆς* 53,21. *συναθροισθέντες εἰς τὴν ἀγοράν* 87,7.

συναίτιος] *συναιτίου γιγνομένου Θεμιστοκλέους* 53,12.

συνάμφω] *πεντακόσια μέτρα τὰ συνάμφω ξηρῶν καὶ ὑγρῶν* 13,14 (cf. 22).

συναναγκάζω] *ὥστε συναναγκασθῆναι μένειν πολλούς* 95,10.

συναρέσκομαι] *τοῖς γιγνομένοις* 73,12.

συναρπάζω] = *συλλαμβάνω*, 53,15.

συνδιοικῶ] *συνδιοικεῖ* (senatus) *ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖστα* 117,10.

συνεθίζω] *συνεθισθεὶς ἐν ταῖς στρατείαις μισθοφορεῖν* 57,12.

συνεισάγω] *συνεισήγαγε* (?) *μετ' αὐτοῦ* 29,8.

ἀπροβούλευτον — ψηφίσασθαι 115,16. ὅ τι ἂν οἱ δικασταὶ ψηφίσωνται in decreto 115,5.

ψήφισμα] 61,22,25. 79,4. 95,13. 101,7. 131,26.

ψῆφος] κύριος — τῆς ψήφου 17,13. τὴν ψῆφον δοῦναι et ἐμβάλλειν 135,19 sq.

ὠμότης] πρὸς ὠμότητα καὶ πονηρίαν 85,12.

ὤνια] καθαρὰ καὶ ἀκίβδηλα 125,19.

ὤνιος] ὅπως ὁ — σῖτος ἀργὸς (?) ὤνιος ἔσται 127,3.

ὠνοῦμαι] τόν τε πρι[άμενον καὶ ὁπόσου] ἂν πρίηται 119,5.

ὥρα] τὴν ὥραν τὴν προρηθεῖσαν (Acc. temp.) in decreto 67,5.

ὡς εἰπεῖν] 3,15 per se rectissime, sed alibi noster ὡς ἔπος εἰπεῖν (vid. ἔπος).

ὡς] ut, ὡς μὲν οἱ δημοτικοί φασιν, — ὡς δ' ἔνιοι λέγουσιν 37,15,17. et passim. — Cum Part. praes. aut praeteriti ὡς δυνάμενος πολιτεύεσθαι 61,14. 11,12. 35,22. 81,1. 83,6 al. Cum Part. fut. 37,19. al. Cum Gen. abs. 11,8. 25,27. 27,1. 83,6. Cum Acc. abs. ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν (?) 18,20. ὡς οὐ δημοτικὴν — οὖσαν τὴν Κλεισθένους πολιτείαν 68,11. Additum numeralibus ὡς ἑπτακοσίους 87,3 sim. superlativo ὡς ἰσαίτατα 65,20. — Coniunctio temp. ὡς εἶδεν 53,19. ὡς οὐκ ἐδύνατο 37,18. ὡς ἔλαβεν 37,20. ὡς ἐξέπεσον 59,13 al. — Idem quod ὅτι: ὡς οὐ χρὴ θαυμάζειν 31,3. ὡς — ἐφώρασε 37,12 al. ἐλέγετο ὡς — εἴη 33,5.

ὡς] praepositio = πρὸς 113,13.

ὥσπερ] 7,9. 31,7. 61,12 al. saepe.

ὥστε] cum Ind. οὕτω παρώξυνε τὸν Ἱππίαν ὥσθ' — οὐ κατεῖχεν ἑαυτόν 37,22. Cf. 43,12. 85,8. — Cum Inf. τοὺς ὅρκους ὤμοσε τοῖς Ἴωσιν, ὥστε (= ἐφ' ᾧτε) τὸν αὐτὸν ἐχθρὸν εἶναι καὶ φίλον 51,3. ὥστ' ἀναλίσκεσθαι τοὺς ἐπιεικεῖς 55,14. Item 11,21. 95,11 (in decreto). 125,1.


ὠφελῶ] πλείω — ἐκ τῆς Εὐβοίας ἢ τῆς Ἀττικῆς ἐτύγχανον ὠφελούμενοι 73,8.


INDEX NOMINUM ET RERUM.

In hoc indice paginas tantum, non versus, nostrae editionis notavimus. Si quid forte deest, lector adeat *Indicem dictionis*.


———

———


καί = κ΄:
(I & IV)
καί = κς:
(III & IV)
δε:
(I & IV)
μεν:
(I & IV)
γαρ:
(I & IV)
ουν:
(I & IV)
των:
(I & IV)
την:
(I & IV)
της:
(I & IV)
χρονος:
(I)
εστι:
(I & IV)
εισι:
(IV)
ειναι:
(I & IV)
αυτην:
δραχμη:
(III & IV)



-σθαι: (I)
(IV)
-(τ)αι: (I & IV)
-ος: (I & IV)
ο = -οι, -ου, -ον, -οις, -ους: (I)
-ων: (I & IV)
(IV)
(III)
-εως: (I)
-ην: (I & IV)
-ης: (I & IV)
-κλης: (I)
-ης: (IV)
-ιαν et -ιν (I):
-εως &c: (III)
accentus & spiritus:
numeralia:
J.v.L.jr

I.




(xii 1-6)

II.




(xvi 1-4)

III.



(xxiii 1-5)

IV.



xxvi 19-25